ἐλευστέον = δεῖ ἐλθεῖν. *Sept.* Macc. 2, 6, 17.

ἐλεφαντάρχης, ου, ὁ, (ἐλέφας, ἄρχω) *commander of sixteen war-elephants.* *Sept.* Macc. 2, 14, 12. 3, 5, 4. *Plut.* II, 823 C, et alibi. *Ael.* *Tact.* 23, 1. *App.* I, 585, 33.

ἐλεφανταρχία, ας, ἡ, *a body of sixteen war-elephants.* *Ael.* *Tact.* 23, 1.

ἐλεφάντειος, ον, *of an elephant.* *Diosc.* 2, 94.

ἐλεφαντηγός, ον, (ἄγω) *carrying elephants,* as a ship. *Agathar.* 171, 21.

ἐλεφαντία, ας, ἡ, elephantia, = following. *Pallad.* Laus. 1051 D.

ἐλεφαντίασις, εως, ἡ, (ἐλεφαντιάω) elephantiasis, a species of leprosy. *Diosc.* 2, 76. 109. 5, 41. *Plut.* II, 731 A. B. 732 A.

ἐλεφαντιάω, άσω, (ἐλέφας) *to suffer from elephantiasis.* *Diosc.* 1, 105. 2, 152 (153). *Ptol.* Tetrab. 151. *Orib.* I, 523, 5.

ἐλεφαντίσκιον, ου, τὸ, *young elephant.* *Ael.* N. A 8, 27.

ἐλεφαντοθήρας, ου, ὁ, (θηράω) *elephant-hunter.* *Agathar.* 146, 7.

ἐλεφαντοκόλλητος, ον, (κολλάω) = ἐλεφαντόδετος. *Clem.* *A.* I, 433 A.

ἐλεφαντοκομία, ας, ἡ, (κομέω) *care of elephants.* *Ael.* N. A. 6, 8.

ἐλεφαντομαχία, ας, ἡ, (ἐλεφαντομάχος) *battle of elephants.* *Plut.* I, 647 A.

ἐλεφαντομάχος, ον, (μάχομαι) *fighting with elephants.* *Strab.* 16, 4, 15. 17, 2, 2.

ἐλεφαντόπηχυς, υ, (πῆχυς) *with arms* (brachia) *of ivory.* *Max.* *Tyr.* 54, 7.

ἐλεφαντουργός, όν, (ΕΡΓΩ) *working in ivory.* *Apollon.* *D.* Pron. 299 A. *Philostr.* 203.

ἐλεφαντοφάγος, ον, (φαγεῖν) *eating elephants.* *Agathar.* 146, 19. *Strab.* 16, 4, 10.

ἐλεφαντώδης, ες, (ΕΙΔΩ) *elephant-like.* *Aret.* 70 D.

ἐλέφας, αντος, ὁ, = ἐλεφαντίασις. *Diosc.* 2, 109. *Orig.* I, 1365 A.

ἐλθετέον = δεῖ ἐλθεῖν, ἐλευστέον. *Herod.* apud *Orib.* II, 386, 1. *Orig.* I, 441 B.

ἑλικογραφέω, ήσω, (ἕλιξ, γράφω) *to describe a winding line.* *Agathem.* 368.

ἑλικοειδής, ές, (ΕΙΔΩ) *spiral.* *Diod.* 5, 30. *Cleomed.* 15, 9. *Soran.* 256, 13. *Sext.* 29, 32.

ἑλικοειδῶς, adv. *spirally.* *Cleomed.* 15, 5. *Diosc.* 2, 194 (195). *Clem.* *A.* I, 537 A.

ἐλινύς, ύος, ἡ, (ἐλινύω) L. *supplicatio, holiday, thanksgiving* for a victory. *Polyb.* 21, 1, 1, ἡμέραι.

ἕλιξ, ικος, ἡ, *a hydraulic machine.* *Philon* I, 410, 28.

Ἐλιούς, οῦ, ὁ, *Elihu.* *Sept.* Job 32, 2. 38, 1 τὸν Ἐλιούν.

Ἐλισσαιέ, ὁ, indeclinable, *Elisha.* *Sept.* Reg. 3, 19, 16, et alibi saepe.

Ἐλισσαῖος, ου, ὁ, *Elissaeus* = Ἐλισαιέ. *Luc.* 4, 27. *Philostrg.* 541 A Τὰ τοῦ προφήτου Ἐλισσαίου ὀστᾶ καὶ τοῦ Βαπτιστοῦ Ἰωάννου.

ἑλίσσω, *to roll,* etc. Classical. [2 fut. pass. ἑλιγήσεται, εἱλιγήσεται. *Sept.* Esai. 34, 4. *Orig.* II, 73 B quoted.]

ἑλκάς, άδος, ἡ, an Arabian *coin.* *Martyr.* *Areth.* 8.

Ἐλκεσαΐ, ὁ, *Elcesai,* a heresiareh. *Theod.* IV, 393 A. — Called also Ἠλχασαΐ. *Hippol.* Haer. 466, 13, et alibi. — Also, Ἠλξαΐ and Ἠλξαῖος. *Epiph.* I, 261 A. 409 A. 960 B. D. Pseudo-*Clem.* *R.* 1497 B. 1457 B. — Also, Ἐλκεσαῖος, ου. *Method.* 153 C.

Ἐλκεσαῖοι, ων, οἱ, *Elcesaei,* the followers of Elcesai. *Epiph.* I, 848 C. *Theod.* IV, 393 A. — Also, Ὀσσαῖοι. Pseudo-*Clem.* *R.* 1457 B. — Also, Ἐλκεσαΐται. *Orig.* apud *Eus.* II, 600 A. *Eus.* II, 597 C.

ἑλκόω, *to cause to ulcerate.* [Perf. pass. εἵλκωμαι. *Luc.* 16, 20, v. l. ἥλκωμαι. *Diosc.* 2, 34. 1, 132, p. 126.]

ἕλκυσις, εως, ἡ, (ἑλκύω) = ἕλξις. *Aret.* 39 C.

ἕλκυσμα, ατος, τὸ, helcysma, *dross of silver.* *Diosc.* 5, 101. *Galen.* XIII, 269 C.

ἑλκυσμός, οῦ, ὁ, *a pulling, dragging.* Tropically, *distraction.* *Philon* I, 151, 45. *Sext.* 243, 15, διάκενος, *much ado about nothing.*

ἑλκυστήρ, ῆρος, ὁ, = ἐμβρυουλκός. *Galen.* II, 89 E.

ἑλκυστικός, ή, όν, *attractive.* *Diosc.* 2, 106. *Epict.* 3, 12, 14. *Clem.* *A.* I, 488 C.

ἕλκω, *to pull.* [Aor. pass. ἑλχθῆναι. *Philon* II, 11, 15. *Diog.* 6, 91.]

ἑλκωματικός, ή, όν, (ἕλκωμα) = following. *Diosc.* 5, 105.

ἑλκωτικός, ή, όν, (ἑλκόω) *causing ulcerations.* *Diosc.* 1, 183. 4. 2, 66. 181 (182). *Plut.* II, 854 C.

Ἑλλαδικός, ή, όν, *of Greece, native of Greece, Grecian.* *Pallad.* Vit. Chrys. 31 E. *Cyrill.* *Scyth.* V. S. 282. *Joann.* *Mosch.* 3029 C. *Mal.* 68, 12. 84, 21.

Ἑλλάδις for Ἑλλάδιος, ου, ὁ, *Helladius.* *Inscr.* 942.

ἐλλαιμαργέω (λαιμαργέω), *to be gluttonous.* *Greg.* *Nyss.* III, 188 A.

ἐλλαμβάνομαι (λαμβάνω), *to take hold of.* *Philon* I, 21, 19. 214, 8. 311, 6. II, 49, 8. 544, 21. *Diosc.* 4, 181 (184). 182 (185). *Jos.* Ant. 6, 7, 5. 9, 7, 3. *Polyc.* 1005 A ἐνειλῆφθαι, passive in sense.

ἐλλαμπρύνω (λαμπρύνω), *to render splendid.* *Jos.* Ant. 18, 3, 4. *App.* I, 9, 40. *Hermog.* Rhet. 256, 8. 257, 15. *Dion.* *Alex.* 1304 A.

ἐλλάμπω, *to shine in.* *Hippol.* Haer. 200, 76 (quoted), εἰς τὸ ὑποκείμενον σκότος.

ἔλλαμψις, εως, ἡ, (ἐλλάμπω) *illumination.* *Plut.* II, 893 F. *Poll.* 4, 155. *Orig.* IV, 388 B. *Plotin.* I, 13, 14.

Ἑλλάς. άδος, ἡ, *Hellas, Graecia.* Ἡ Μεγάλη Ἑλλάς, *Magna Graecia,* Southern Italy. *Polyb.* 2, 39, 1. 3, 118, 2. *Strab.* 6, 1, 2. — **2.** Adjectively, = Ἑλληνική. *Jos.* Apion. 1, 14, φωνή.

ἐλλεβορίτης, ου, ὁ, (ἐλλέβορος) helleborites, *of hellebore. Diosc.* 5, 82, οἶνος, *prepared with hellebore.* — **2.** A synonyme of κενταύριον. Id. 3, 7 (9).

ἐλλεβοροδότης, ου, ὁ, (δίδωμι) *giver of hellebore. Galen.* VI, 22 C, ἰατρός, *that exhibits hellebore.*

ἔλλειμμα, ατος, τὸ, (ἐλλείπω) *remnant. Sept.* Reg. 2, 21, 2.

ἐλλειπής = ἐλλιπής. *Polyb.* 5, 32, 2, et alibi.

ἐλλειπόντως (ἐλλείπω), adv. *deficiently. Plotin.* I, 45, 10.

ἐλλειπτικός, ή, όν, *wanting, deficient.* In grammar, *elliptical. Tryph.* 29, τῶν ἄρθρων, *does not use the article. Apollon. D.* Conj. 493, 5, λόγος, *elliptical sentence.* Synt. 141, 14. 300, 5.

ἔλλειψις, εως, ἡ, *dereliction. Just.* Apol. 2, 1. — **2.** Ellipsis, *omission,* in grammar. *Apollon. D.* Synt. 117, 19 Κατ' ἔλλειψιν τῆς ἀπό *Galen.* II, 78 A. *Clem. A.* II, 524 A. — **3.** *The omission* of a letter, in the formation of a word (ἕταρος for ἑταῖρος). *Tryph.* 25. *Drac.* 159, 14.

Ἕλλην, ηνος, ὁ, *Hellen, Graecus.* The Greek-speaking Jews used it in the sense of *pagan, gentile, heathen, idolater,* apparently because the Greeks were the most prominent gentile people with which they were acquainted. This signification passed into the works of Christian authors; the Greeks, properly so called, being designated by the term Ἑλλαδικοί, or Γραικοί. *Sept.* Joel 3, 6. Esai. 9, 12. Macc. 1, 8, 18. 2, 4, 36. 2, 11, 2. 3, 3, 8. Joann. 7, 36. 12, 20. *Paul.* Rom. 1, 16, et alibi. *Eus.* H. E. 2, 17. V. C. 3, 57. *Athan.* I, 253 A, et alibi. *Const.* I, 7. *Greg. Naz.* III, 40 C, τὴν θρησκείαν. *Euagr.* 2876 A.

Ἑλληνιανοί, ῶν, οἱ, *Helleniani,* a Jewish sect. *Just.* Tryph. 80.

ἑλληνίζω, *to profess heathenism, to be a pagan. Eus.* II, 1021 A. *Greg. Naz.* II, 628 C. *Greg. Nyss.* II, 12 A. *Philostrg.* 477 A. *Soz.* 1396 C. — **2.** Transitive, *to make Greek. Jos.* Ant. 1, 6, 1, as Νώεος, Ἰάκωβος, for Νῶε, Ἰακώβ. [*Theoph.* 70, 18 ἑλλήνιζεν for ἡλλήνιζεν.]

Ἑλληνικός, ή, όν, *Hellenic, Greek. Jos.* Apion. 1, 1, φωνή, *the Greek language. Sext.* 613, 16 τὸ Ἑλληνικόν, good, idiomatic *Greek.* — Τὰ Ελληνικά, sc. γράμματα, *the Greek language, Greek. Thom.* A, 14, 1. — Οἱ Ἑλληνικοί, *Grecians,* monks of Greek origin. *Apophth.* 176 C. D. — **2.** *Pagan, heathen, heathenish. Sept.* Macc. 2, 4, 10. 2, 6, 9. 2, 4, 15. *Method.* 349 B. *Proc.* I, 131, 9. — *Sept.* Macc. 2, 11, 24 τὰ Ἑλληνικά, *heathenism.*

Ἑλληνικῶς, adv. *in Greek.* In the Ἀττικιστής of Moeris it stands for κοινῶς, *in the common dialect,* and is opposed to Ἀττικῶς. — **2.** *After the manner of the heathens. Soz.* 1093 C, θρησκεύειν.

Ἑλληνίς, ίδος, ἡ, *gentile woman. Marc.* 7, 26 (*Matt.* 15, 22). — **2.** Adjectively = Ἑλληνική, *Grecian, Greek. Jos.* Apion. 1, 9, φωνή. *Sext.* 428, 20, γλῶσσα.

ἑλληνισμός, οῦ, ὁ, *the* correct *use of the Greek language. Strab.* 14, 2, 28, p. 142, 25. *Apollon. D.* Pron. 351 A. *Arcad.* 7, 7. *Poll.* 4, 22. *Sext.* 619, 20. 640, 8. *Athen.* 6, 18, p. 231 B. — **2.** *Paganism, heathenism. Sept.* Macc. 2, 4, 13. *Jul.* 429 C. *Athan.* II, 952 B, et alibi. *Basil.* III, 600 B. *Philostrg.* 513 C. *Socr.* 409 B. — **3.** *Hellenismus,* the state of the world from the building of the tower of Babel to Abraham. *Epiph.* I, 168 A.

Ἑλληνιστάριος, ου, ὁ, (Ἑλληνιστής) *one who uses the Greek language* without being himself a Greek. *Cyrill. Scyth.* V. S. 264 C. (Compare *Theod.* III, 1353 C.)

Ἑλληνιστής, οῦ, ὁ, (ἑλληνίζω) *Hellenist,* a Greek Jew, a Jew whose native language was the Greek. *Luc.* Act. 6, 1. 9, 29. 11, 20 as v. l. *Chrys.* IX, 111 D. — **2.** *Defender of paganism,* simply *pagan, heathen. Jul.* 430 D. *Philostrg.* 537 B. 541 A. *Soz.* 1093 B. 1456 A.

Ἑλληνογαλάται, ῶν, οἱ, (Γαλάτης) *Gallograeci. Diod.* 5, 32, p. 555, 93.

ἑλληνοκοπέω, ήσω, (Ἕλλην, κόπτω) *to affect Greek fashions, to play the Greek. Polyb.* 20, 10, 7. 26, 5, 1.

ἑλληνοσοφία, ας, ἡ, (σοφία) *Greek wisdom. Anast. Sin.* 109 B.

ἑλληνοφρονέω, ήσω, (ἑλληνόφρων) *to be inclined to paganism, to favor paganism. Theoph.* 123.

ἑλληνόφρων, ον, (φρήν) *inclined to paganism, favoring paganism. Theoph.* 149. 354.

ἐλλιμένιον, ου, τὸ, (λιμήν) L. *portorium, harbor dues, customs. Polyb.* 31, 7, 12.

ἐλλιμνάζω (λιμνάζω), *to become a pool; to stagnate. Basil.* III, 272 A. *Pallad.* Laus. 1202 A ἐνλιμνάζω. *Theoph. Cont.* 383, 9 ἐνλιμνασθῆναι, *to become a marsh* or *pool.*

ἐλλιμπάνω = ἐλλείπω. *Basil.* IV, 744 B.

ἐλλιπής, ές, *deficient. Nicom.* 88, ἀριθμός, a number less than the sum of its factors. — **2.** *Elliptical* sentence. *Sext.* 41, 31.

ἐλλιπῶς, adv. *deficiently. Poll.* 5, 167. *Galen.* I, 40 A. *Sext.* 193, 26.

ἐλλόβιον, ου, τὸ, (λοβός) L. *inauris, ear-ring.*

Nicol. D. 18. *Plut.* II, 693 C, et alibi. *Lucian.* III, 531. *Sext.* 169, 3. 657, 16.

ἐλλογάω = ἐλλογέω. *Paul.* Rom. 5, 13 ἐλλογᾶτο as v. l.

ἐλλογέω, ήσω, (ἔλλογος) L. *imputo, to reckon in: to impute. Paul.* Rom. 5, 13. Philem. 18. *Inscr.* 1732, 37. *Dioclet.* C. 1, 38.

ἐλλογίζομαι (λογίζομαι), = preceding. *Isid. Gn.* 1269 D.

ἐλλόγιμος, ον, *learned, eloquent, literary. Poll.* 2, 125. *Men. Rhet.* 180, 11. *Theod.* IV, 1197 C.

ἐλλογίμως, adv. *in a distinguished manner: learnedly. Philostr.* 591. *Chron.* 577, 13.

ἔλλυπος, ον, = ἐν λύπῃ. *Plut.* II, 621 A. *Anast. Sin.* 212 B.

ἐλλυχνιάζομαι, άσθην, (ἐλλύχνιον) *to be furnished with a wick*, as a lamp. *Diosc.* 1, 97 (96).

ἐλλυχνιωτός, ή, όν, *of* ἐλλύχνιον. *Paul. Aeg.* 148.

ἐλλωβάομαι = λωβάομαι *Liber.* 18, 11.

ἐλμινθοβότανον, ου, τὸ, (ἕλμινς, βοτάνη) *helminthic herb. Alex. Trall.* Helm. 310, 3.

ἐλμωνί, the Hebrew פלני אלמני = ὁ δεῖνα. *Sept.* Reg. 4, 6, 8 Εἰς τὸν τόπον τόνδε τινὰ ἐλμωνί, = εἰς τὸν τόπον τόνδε τινὰ, Ἑβραϊστὶ δὲ ἐλμωνί.

ἐλούλ, אלול, *elul*, the name of a month. *Sept.* Nehem. 6, 15. Macc. 1, 14, 27.

ἑλξίνη, ης, ἡ. (ἕλκω) helxine, *pellitory* (*Parietaria officinalis*). *Diosc.* 4, 39. 86.

ἐλπιδίπνοος, ον, (ἐλπίς, πνέω) *hope-breathing.* Pseudo-*Chrys.* IX, 854 A.

ἐλπιδοκοπέω, ήσω, (ἐλπίς, κόπτω) *to lead by false hopes. Sext.* 753, 24.

ἐλπίζω, *to expect, to hope. Dion C.* Frag. 36, 28 Οὔτε γὰρ ἐλπίζειν πάντων ἐβούλετο [*Greg. Naz.* IV, 122 A ἐλπισθῆναι Pronounced also ἑλπίζω; see ἀφελπίζω]

ἐλπίς, ίδος, ἡ, *hope. Barn.* 11 Τὴν ἐλπίδα εἰς τὸν Ἰησοῦν ἔχοντες ἐν τῷ πνεύματι. *Ignat.* 653 A Ἔστιν γὰρ ἐν αὐτοῖς ἐλπὶς μετανοίας ἵνα θεοῦ τύχωσιν. — *Sept.* Ps. 59, 10 Μωὰβ λέβης τῆς ἐλπίδος μου, a mistake for πλύσεως or λουτροῦ. [Pronounced also ἑλπίς, aspirate. *Paul.* Rom. 4, 18 εφελπιδι = ἐφ' ἐλπίδι.]

ἔλπισις, εως, ἡ, (ἐλπίζω) *a hoping, hope. Achmet.* 70, p. 52.

*__ἔλπισμα__, ατος, τὸ, *the thing hoped for. Epicur.* apud *Cleomed.* 71, 10, et apud *Plut.* II, 1089 D.

ἐλπιστικός, ή, όν, *of hope. Plut.* II, 668 E, φιλόσοφοι, who maintained that hope is the chief stay of life.

ἐλυτροειδής, ές, (ΕΙΔΩ) *like an* ἔλυτρον. *Antyll.* apud *Orib.* III, 634, 1. *Paul. Aeg.* 258, χιτών.

Ἐλωαί or **Ἐλωέ**, ὁ, אלוה = θεός. *Sept.* Reg. 1, 1, 11.

Ἐλωαῖος, ου, ὁ, = preceding. *Orig.* I, 1348 A. — 1345 A Αἰλωαιός, an Ophian figment.

Ἐλωείμ, אלהים, *Elohim*, the God of the Jews, corresponding to the δημιουργός of the Gnostics. *Hippol.* Haer. 218, 74.

Ἐλωΐ = preceding. *Sept.* Judic. 5, 5. — *Marc.* 15, 24 = ἠλί, θεός μου.

ἑλών, ῶνος, ὁ, = ἕλος, *marsh. Porph.* Adm. 146, 7.

ἐμαγκιπατεύω, the Latin emancipo. *Antec.* 1, 10, 2.

ἐμαγκιπατίων, ωνος, or **ἐμαγκιπατιών**, ῶνος, ἡ, the Latin ēmancipatio. *Carth.* Can. 35. *Antec.* 1, 10, 1.

ἐμαγκιπᾶτος, ὁ, the Latin ēmancipatus. *Carth.* Can. 35. [The correct orthography is ἠμαγκιπᾶτος.]

ἐμβαδίζω (βαδίζω), *to walk in* or *on. Philon* I, 232, 4. *Ael.* N. A. 10, 24. *Dion C.* 79, 14, 3 = βαδίζω.

ἐμβαδικός, ή, όν, *of* ἐμβαδόν. Pseudo-*Didym.* 242, 7. *Heron Jun.* 195, 8, δάκτυλος, *solid, cubic.*

ἐμβαδομετρία, ας, ἡ, (μετρέω) *the measuring of* ἐμβαδά. Pseudo-*Didym.* 242, 18.

ἐμβαδομετρικός, ή, όν, *belonging to* ἐμβαδομετρία. *Heron Jun.* 45, 18.

ἐμβαδόν, οῦ, τὸ, (ἐμβαίνω) *surface, area, solidity*, in geometry. *Polyb.* 6, 27, 2. *Theol. Arith.* 18. 19.

ἔμβαθμος, ον, (βαθμός) *in orders, ordained. Jejun.* 1908 B, διάκονος.

ἐμβαθύνω (βαθύνω), *to deepen. Philon* I, 18, 5. 577, 44. *Plut.* II, 1128 E. — **2.** *To go deep into, to penetrate. Orig.* II, 56 D. *Theod. Her.* 1325 B.

ἐμβακχεύω = βακχεύω ἔν τινι. *Heliod.* 2, 4.

ἐμβασίλευμα, ατος, τὸ, (ἐμβασιλεύω) *royalty. Greg. Naz.* III, 423 D.

ἔμβασις, εως, ἡ, *bathing-tub: bath. Diosc.* Delet. 1, p. 16. 14, p. 26, δι' ὑδρελαίου θερμοῦ. *Herod.* apud *Orib.* I, 405, 12. 462, 11. *Alex. Aphr.* Probl. 37, 32. 38, 15. 39, 32. *Theod. Lector* 221 C. *Charis.* 552, 18. *Schol. Arist.* Eq. 1060 = πύελος.

ἐμβαστάζω (βαστάζω), *to carry, to bear. Lucian.* III, 665.

ἐμβατός. ή, όν, (ἐμβαίνω) *passable*; opposed to ἄβατος *Polyb.* 34, 5, 2. *Diod.* 1, 57, v. l. εὔβατος, τινί. *Dion. H.* I, 202, 6. — **2.** Substantively, ἡ ἐμβάτη = πύελος, *bathing-tub. Diosc.* Eupor. 2, 57. *Theoph.* 93. *Gloss.* Ἐμβάτη, solium. *Schol. Arist.* Eq. 1060 -τή.

ἔμβαψις, εως, ἡ, (ἐμβάπτω) *a dipping in. Orig.* IV, 805 B.

ἐμβελής, ές, (βέλος) *within a dart's throw. Polyb.* 8, 7, 2, διάστημα. *Diod.* 20, 44.

ἐμβιβαστέον = δεῖ ἐμβιβάζειν. *Orib.* II, 466, 8.

ἐμβιοτεύω = ἐμβιόω. *Aret.* 121 B. *Caesarius* 989 -σθαι.

ἐμβίωσις, εως, ἡ, (ἐμβιόω) *a living, life. Sept.*

Sir. 31, 26. 38, 14. Macc. 3, 3, 23. *Plut.* II, 640 D.

ἐμβιωτήριον, *a dwelling-place.* *Diod.* 5, 19. II, 518, 59.

ἐμβλαβής, **ές**, (βλάπτω) *injurious.* *Eus.* IV, 225 A.

ἐμβλακεύομαι (βλακεύω), essentially = ἐντρυφάω *Simoc.* 165, 6, τινί.

ἐμβλήσκω = ἐμβάλλω. *Porph.* Adm. 77.

ἐμβόησις, **εως**, **ἡ**, (ἐμβοάω) *a shouting.* *Ruf.* apud *Orib.* III, 160, 12. *Aret.* 78 A. *Antyll.* apud *Orib.* I, 447, 8.

ἐμβοθρεύω (βοθρεύω), *to excavate.* *Philostr.* 67. *Adam. S.* 400 Ἐμβοθρευόμενον στόμα, *chasm-like.*

ἐμβολάς, **άδος**, **ἡ**, (ἐμβάλλω) *graft.* *Plut.* II, 640 B.

ἐμβολή, **ῆς**, **ἡ**, *the first part of a* κῶλον, in a stropha. Pseudo-*Demetr.* 23, 14. — **2.** *Rostrum, beak.* *Gloss.* — **3.** *Illatio, arrival* of a ship? *Justinian.* Edict. 13, 6. 7. — **4.** *Purse* = βαλάντιον, γλωσσόκομον. *Leont. Cypr.* 1709 B.

ἐμβολιμεύω, **εύσω**, (ἐμβόλιμος) *to intercalate.* *Epiph.* II, 368 B.

ἐμβόλιον, **ου**, **τὸ**, (ἐμβολή), *missile, javelin.* *Diod.* 1, 35, p. 41, 10.

ἐμβολοειδής, **ές**, (ἔμβολος, ΕΙΔΩ) *wedge-like.* *Ael. Tact.* 18, 1. 4.

ἔμβολον, **ου**, **τὸ**, L. *rostrum.* *Diod.* II, 537, 64. 70 τὰ Ἔμβολα, *the Rostra.* — **2.** *Wedge,* half a ῥόμβος of cavalry. *Ael. Tact.* 19, 5.

ἔμβολος, **ου**, **ὁ**, *entrance: portico.* *Macar.* 221 A. *Pallad.* Laus. 1204 D. *Soz.* 1092 C. *Theod. Lector* 216 B. 224 C, τοῦ τετραστόου *Cyrill. Scyth.* V. S. 328 C. *Joann. Mosch.* 2952 A. — **2.** In the plural οἱ Ἔμβολοι, the Roman *Rostra,* called also Ἔμβολα, Ναυμάχιον. *Polyb.* 3, 85, 8, et alibi.

ἐμβομβέω (βομβέω), *to buzz in.* *Synes.* 1504 B Ἐμβομβεῖ μου ταῖς ἀκοαῖς.

ἐμβόσκω (βόσκω), *to feed in.* *Philon* II, 131, 37. 289, 38. 473, 30.

ἐμβράγχια, **ων**, **τὰ**, = βράγχια, *gills.* *Geopon.* 20, 46, 6.

ἐμβραδύνω (βραδύνω), *to delay.* *Lucian.* II, 35. *Clementin.* 249 B. *Sext.* 391, 24.

ἔμβρεγμα, **ατος**, **τὸ**, (ἐμβρέχω) *that which is wetted.* *Diosc.* 1, 53, p. 57. *Aret.* 75 C, *fomentation.*

ἐμβρίθεια, **ας**, **ἡ**, (ἐμβριθής) L. *gravitas, dignity.* *Const. Apost.* 4, 11.

ἐμβριμάομαι (βριμάομαι), *to be wroth: to threaten.* *Sept.* Dan. 11, 30. *Lucian.* I, 484. *Symm.* Esai. 17, 13, τινί. *Hermias* 4, p. 1173 A. *Martyr. Poth.* 1445 A. — *Marc.* 14, 5, *to rebuke.* — **2.** *To charge earnestly.* *Matt.* 9, 30. *Marc.* 1, 43. — **3.** *To be greatly moved, troubled,* or *agitated.* *Joann.* 11, 33, τῷ πνεύματι. 11, 38, ἐν ἑαυτῷ.

ἐμβρίμημα, **ατος**, **τὸ**, (ἐμβριμάομαι) *wrath: threat.* *Sept.* Thren. 2, 6. *Theodtn.* Ezech. 21, 31. *Apocr.* Act. Philipp. 25.

ἐμβρίμησις, **εως**, **ἡ**, = preceding. *Aquil.* Ps. 37, 4. *Symm.* Ezech. 21, 31. *Anast. Sin.* 77 D.

ἐμβρίμιν for ἐμβρίμιον. *Apophth.* 157 C.

ἐμβρίμιον, **ου**, **τὸ**, embrimium, a sort of *pillow* or *cushion.* *Cassian.* I, 522 A. *Apophth.* 228 B. 268 D.

ἐμβροντησία, **ας**, **ἡ**, (ἐμβρόντητος) *stupidity.* *Plut.* II, 1119 B. *Just.* Apol. 1, 9. *Poll.* 5, 121. *Sext.* 399, 30.

ἐμβρόντησις, **εως**, **ἡ**, = preceding. *Epiph.* II, 28 B. 736 B.

ἐμβροχάς, **άδος**, **ἡ**, (ἐμβρέχω) L. *mergus, layer of the vine.* *Geopon.* 4, 3, 7.

ἐμβροχή, **ῆς**, **ἡ**, (ἐμβρέχω) *fomentation, lotion.* *Diosc.* 1, 53, p. 57. Delet. 14. *Ignat.* 721 A. *Plut.* II, 42 C. *Antyll.* apud *Orib.* II, 332, 5.

ἐμβροχή, **ῆς**, **ἡ**, (βρόχος) *halter, noose,* in burlesque. *Lucian.* Lexiph. 11.

ἐμβροχίζω, **ίσω**, (βρόχος) *to strangle* or *hang by the neck.* *Apollod.* 2, 5, 4, 8.

ἐμβρυοδόχος, **ον**, (ἔμβρυον, δέχομαι) *that receives the foetus.* *Lucian.* II, 330.

ἐμβρυοθλάστης, **ου**, **ὁ**, (θλάστης) *foetus-crusher,* a medical instrument, corresponding to the modern *perforator.* *Galen.* II, 91 D. 99 E.

ἐμβρυοκτόνος, **ον**, (κτείνω) *killing the foetus* in the womb. *Basil.* IV, 677 A, δηλητήρια, *drugs producing abortion.* *Quin.* Can. 91.

ἐμβρυοσφάκτης, **ου**, **ὁ**, (σφάζω) = ἐμβρυοθλάστης. *Tertull.* II, 692 A.

ἐμβρυοτοκία, **ας**, **ἡ**, = τὸ ἔμβρυα τίκτειν, *abortion.* *Ptol.* Tetrab. 149.

ἐμβρυοτομία, **ας**, **ἡ**, (τέμνω) *the cutting out of a foetus.* *Galen.* II, 92 D.

ἐμβρυουλκία, **ας**, **ἡ**, (ἐμβρυουλκός) *extraction of a foetus.* *Galen.* II, 92 C. *Theoph. Nonn.* II, 154.

ἐμβρυουλκός, **οῦ**, **ὁ**, (ἕλκω) *midwife's forceps.* *Galen.* II, 89 E, ἑλκυστήρ.

ἔμβρωμα, **ατος**, **τὸ**, (βιβρώσκω) *food, meal.* *Iren.* 1105 B. *Athen.* 1, 19, τὸ πρωϊνόν, = ἀκρατισμός, *breakfast.* — **2.** *Hollow in a tooth.* *Diosc.* 1, 105.

ἔμβρωμος, **ον**, = βρωμώδης. *Diosc.* 3, 35 (40) as v. l.

ἐμβυθίζω (βυθίζω), *to send to the bottom.* *Plut.* II, 981 A.

ἐμβυκανάω = βυκανάω. *Dion. H.* I, 253, 7.

ἐμβώμιος, **ον**, (βωμός) *on the altar.* *Jul.* 391 C.

ἐμετοποιία, **ας**, **ἡ**, (ἐμετοποιός) *the causing of vomiting.* *Phot.* III, 544 D.

ἐμετοποιός, **όν**, (ἔμετος, ποιέω) *causing vomiting.* *Diosc.* 2, 11.

ἐμίαν, see ἀβανήθ.

ἐμμαίνομαι (μαίνομαι), *to be mad at.* *Luc.* Act. 26, 11. *Jos.* Ant. 17, 6, 5, p. 846. *Epiph.* I, 348 B.

ἔμμαλλος, ον, (ἐν, μαλλός) *woolly.* *Lucian.* III, 542.

Ἐμμανουήλ, ὁ, indeclinable, עמנואל, *Immanuel,* a symbolical name, = μεθ' ἡμῶν ὁ θεός, *God is with us.* *Sept.* Esai. 7, 14. *Matt.* 1, 23.

ἐμμάρτυρος, ον, (μάρτυς) *with evidence* or *proof.* *Theophil.* 1, 14. *Clem. A.* I, 513 A. *Hippol.* Haer. 6, 64.

ἐμμαρτύρως, adv. *with proof.* *Syncell.* 121, 17.

ἐμματαιάζω = ματαιάζω, *to act foolishly.* *Stud.* 40 B.

ἐμματίζω (ματέω), *to direct, instruct.* *Anast. Sin.* 40 A.

ἐμμέθοδος, ον, (μέθοδος) *methodical.* *Philon* II, 512, 38. *Sext.* 61, 15. 642, 22, et alibi.

ἐμμεθόδως, adv. *methodically.* *Cleomed.* 65, 7. *Apollon. D.* Synt. 155, 21. *Sext.* 642, 24. *Anatol.* 233 C. D.

ἐμμεθύσκομαι (μεθύσκω), *to be drunk in* or *among.* *Jos.* B. J. 4, 4, 3.

ἐμμέλεια, ας, ἡ, *harmony.* *Chrys.* III, 606 A, as a title.

ἐμμελέτημα, ατος, τὸ, (ἐμμελετάω) *contrivance, device* *Sept.* Sap. 13, 10.

ἐμμελῳδέω (μελῳδέω), *to utter melodiously.* *Greg. Nyss.* I, 149 C.

*ἐμμενετέος, α, ον, = ὃν δεῖ ἐμμένειν. *Cleanth.* apud *Plut.* II, 1034 D. *Clem. A.* I, 1017 B. *Diog.* 7, 93. 126 ἐμμενητέος.

ἐμμενητικῶς, adv. *by abiding in.* *Diog.* 7, 126.

ἐμμερίζω = μερίζω. *Greg. Nyss.* I, 1113 C.

ἐμμέριμνος, ον, (μέριμνα) *full of care.* *Soz.* 1585 A. Pseudo-*Chrys.*, IX, 821 C. *Theoph. Cont.* 37, 20.

ἐμμεσιτεύω (μεσιτεύω), *to effect by mediation.* *Clem. A.* II, 473 B.

ἐμμέσῳ = ἐν μέσῳ. *Apoc.* 1, 13.

ἐμμετεωρίζω (μετεωρίζω), *to raise up into.* *Philostr.* 7.

ἐμμετρέω = μετρέω. *Lucian.* II, 744.

ἐμμέτρως (ἔμμετρος), adv. *metrically, in verse.* *Plut.* II, 623 C. *Iren.* 1, 15, 6.

ἔμμιλτος, ον, (μίλτος) *painted with vermilion.* *Diosc.* 5, 128 (129).

ἐμμολύνω (μολύνω), *to defile in.* *Sept.* Prov. 24, 9 Ἀκαθαρσία ἀνδρὶ λοιμῷ ἐμμολυνθήσεται, *he who is a pest shall be defiled with impurity.* *Basil.* III, 873 B.

ἐμμονως (ἔμμονος), adv. *constantly, firmly.* *Plut.* II, 208 C.

ἔμμορφος, ον, (μορφή) *having form.* *Plut.* II, 428 F. *Caesarius* 861. *Epiph.* II, 481 A.

ἐμμορφόω = μορφόω. *Greg. Nyss.* II, 1136 C.

ἔμμουσος, ον, = μουσικός. *Nicom.* 109.

ἐμμυστήριος, ον, (μυστήριον) *mystical.* *Greg. Naz.* II, 725 A.

ἔμμωμος, ον, (μῶμος) *blemished.* *Aquil.* Malach. 1, 14.

ἐμός, ή, όν, meus, *my, mine.* *Epict.* 2, 2, 17 Ὁ ἐμὸς Ἡράκλειτος, *my friend.* *Plut.* II, 767 D. *Iambl.* V. P. 354. *Chrys.* I, 493 D Τὸ ἐμὸν καὶ τὸ σόν

ἐμπαγή, ῆς, ἡ, (ἐμπήγνυμι) *suretyship.* *Symm.* Prov. 11, 15.

ἐμπαγίως, = παγίως. *Eust. Mon.* 912 C.

ἐμπαθαίνομαι = παθαίνομαι strengthened. *Genes.* 61, 4.

ἐμπάθεια, ας, ἡ, (ἐμπαθής) *passion.* *Ptolem.* Tetrab. 92. *Hierocl* C. A. 156, 13. *Clim.* 1133 D.

ἐμπαθής, ές, (πάσχω) L. *passibilis, capable of feeling, in passion, passionate.* *Dion. H.* VI, 1021, 3, *pathetic,* of style. *Plut.* II, 25 C. 1125 D, πρὸς θεῖα. *Iren.* 489 A. *Clem. A.* I, 340 A. B Τὸ ἐμπαθὲς τῆς ὀργῆς. *Iambl.* Myst. 64, 13. — **2.** *Modified,* in grammar. *Apollon. D.* Synt. 47, 16. — **3.** *Sickly.* *Hermes Tr.* Iatrom. 393, 26.

ἐμπαθῶς, adv. *passionately : affectionately.* *Polyb.* 32, 10, 9. *Nicol. D.* 100. *Jos.* Ant. 16, 4, 2. *Patriarch.* 1144 C. *Plut.* II, 334 A. 551 B, et alibi.

ἔμπαιγμα, ατος, τὸ, (ἐμπαίζω) *sport, delusion, trick.* *Sept.* Ps. 37, 8. Esai. 66, 4. Sap. 17, 7, *juggling tricks.* *Symm.* et *Theodtn.* Ex. 1, 13

ἐμπαιγμονή, ῆς, ἡ, = following. *Petr.* 2, 3, 3.

ἐμπαιγμός, οῦ, ὁ, *a mocking, scoffing.* *Sept.* Ps. 37, 8. Sap. 12, 25, *illusion.* Sir. 27, 28. Ezech 22, 4. Macc. 2, 7, 7. 3, 5, 22 = αἰκία. *Paul.* Hebr. 11, 36.

ἐμπαιδεύω (παιδεύω), *to educate in.* *Philost.* 516. *Nil.* 452 C -σθαι τοῖς πειρασμοῖς.

ἐμπαιδοτριβέω (παιδοτριβέω) = preceding. *Jos.* B. J. 2, 8, 12. *Dion C.* 77, 21, 2.

ἐμπαίζω, *to play with,* a euphemism for συγγίνεσθαι. *Sept.* Judic. 19, 25.

ἐμπαίκτης, ου, ὁ, (ἐμπαίζω) *mocker, deceiver.* *Sept.* Esai. 3, 4. *Petr.* 2, 3, 3. *Jud.* 18.

ἐμπανηγυρίζω = πανηγυρίζω. *Plut.* II, 532 B. *Synes.* 1449 C.

ἐμπαραγίνομαι (παραγίνομαι), *to come upon* τινί. *Sept.* Prov. 6, 11.

ἐμπαραμένω (παραμένω), *to remain in, to last.* *Epiph.* II, 176 D.

ἐμπαράμονος, ον, (ἐμπαραμένω) *permanent.* *Epiph.* II, 53 C. *Chron.* 209, 1.

ἐμπαράσκευος, ον, (παρασκευή) *ready, prepared.* *Symm.* Ps. 26, 3. *Hippol.* Haer. 92, 96. *Basil. Sel.* 472 B.

ἐμπαρθενεύω = παρθενεύω. *Caesarius* 1060.

ἐμπαροινέω (παροινέω), *to act like a drunken person.* *Philon* II, 518, 9. *Jos.* Ant. 6, 12, 7. Apion. 1, 8, p. 442 ἐνεπαροίνησεν = ἐμπαρῴνησεν *Lucian.* I, 215. *Poll.* 6, 126 ἐμπεπαρῳνημένος.

ἐμπαροιστρέω (παροιστρέω), *to madden, distract.* Pseudo-*Nil.* 549 D -σθαι λόγου ἢ φρονήσεως, will be demented.

ἐμπαρουσιασμός, οῦ, ὁ, (παρουσιάζω) L. *repraesentatio, payment in advance;* a law-term. *Antec.* 2, 20, 14.

ἐμπαρρησιάζομαι (παρρησιάζομαι), *to speak freely before* any one. *Sept.* Job 22, 26 as v. l. *Polyb.* 38, 4, 7, τοῖς πρεσβευταῖς. *Jos.* Ant 15, 8, 4, p. 768. *Greg. Nyss.* II, 240 C.

ἔμπασμα, ατος, τὸ, (ἐμπάσσω) *that which is sprinkled in* or *on.* *Orib.* II, 171, 8.

ἐμπαταγέω (παταγέω), *to make a noise in* τινί. *Themist.* 60, 24.

ἐμπάτακτος, ον, (πατάσσω) = ἐμβρόντητος, *deranged.* *Ptol.* Tetrab. 165. 162.

ἐμπατέω (πατέω), *to tread, tread upon.* *Jos.* B. J. 6, 9, 4. *Poll.* 7, 151, grapes.

ἐμπέδωσις, εως, ἡ, (ἐμπεδόω) *ratification, confirmation.* *Dion. H.* II, 867, 13.

ἔμπεινος, ον, (πεῖνα) *hungry.* *Anast. Sin.* 220 D. (Compare ἔνδιψος.)

ἐμπειράζω (πειράζω) = πειράομαι. *Polyb.* 15, 35, 5, τινός.

ἐμπειρέω (ἔμπειρος) = ἔμπειρός εἰμι, ἐμπείρως ἔχω τινός, *to be experienced in, to have knowledge of, to be aquainted with.* *Sept.* Tobit 5, 6. *Polyb.* 3, 78, 6. 8, 17, 4, τῶν τόπων.

ἐμπειρία, ας, ἡ, *experience,* with reference to the *Empirici.* *Galen.* II, 289 C. *Sext.* 54, 30. 329, 9 Οἱ ἀπὸ τῆς ἐμπειρίας ἰατροί, *the Empirics.*

ἐμπειρικός, ή, όν, empiricus, applied to those physicians who regarded *experience* as the only safe guide in medicine. *Erotian.* 8. 10. *Diosc.* Iobol. 49 οἱ ἐμπειρικοί. *Galen.* I, 36 E, αἵρεσις. F, ἀγωγή. 38 B. II, 234 F. 286 B. C. 363 C. *Sext.* 359, 16. 612, 22, ὑπομνήματα. *Clem. A.* I, 741 A.

ἐμπειρικῶς, adv. *empirically.* *Sext.* 331, 25, ἰατρεύειν.

ἐμπειρόγαμος, ον, = ἔμπειρος γάμου; opposed to ἀπειρόγαμος. *Cyrill. A.* I, 328 A.

ἐμπειροθάλασσος, ον, (ἔμπειρος, θάλασσα) *skilled in navigation.* *Phot.* III, 1536 B.

ἐμπειροπόλεμος, ον, (πόλεμος) *experienced in war.* *Dion. H.* II, 1071, 15. *Philon* I, 325, 2.

ἐμπελαγίζω, ίσω, (πέλαγος) *to be on the sea.* *Achill. Tat.* 5, 9.

ἐμπέλασις, εως, ἡ, (ἐμπελάζω) *an approaching.* *Sext.* 467, 10. 565, 22.

ἐμπεριάγω (περιάγω), *to bring* or *carry about.* *Jos.* B. J. 5, 9, 3.

ἐμπεριβάλλω (περιβάλλω), *to comprehend.* *Aristid.* II, 776, 16.

ἐμπερίβολος, ον, (ἐμπεριβάλλω) *ornate.* *Drac.* 140, 20. *Hermog.* Rhet. 262, 9, λόγος.

ἐμπερίγραπτος, ον, = περιγραπτός. *Epiph.* II, 52 C.

ἐμπερίγραφος, ον, = περιγραπτός; opposed to ἀπερίγραφος. Pseud-*Athan.* IV, 45 A. — **2.** Substantively, τὸ ἐμπερίγραφον, *a writ,* legal document. *Irene.* Novell. 57.

ἐμπεριγράφω (περιγράφω), *to circumscribe, to draw round.* *Poll.* 9, 108. *Sext.* 46, 14 as v. l.

ἐμπεριδράττομαι = περιδράττομαι. *Arius* apud *Athan.* II, 708 C.

ἐμπεριεκτικός, ή, όν, (ἐμπεριέχω) *containing, embracing.* *Apollon. D.* Pron. 262 B. 369 A, τοῦ ἑνός. Synt. 40, 9. 231, 3. 297, 23. 298, 5. *Iren.* 1, 12, 4, τῶν πάντων. *Clem. A.* II, 584 A.

ἐμπεριέρχομαι = περιέρχομαι. *Philon* II, 61, 6. *Lucian.* II, 408. *Hippol.* Haer. 222, 27. *Eus.* II, 1105 A.

ἐμπερικρατέω = περικρατέω. *Greg. Nyss.* II, 37 B.

ἐμπεριληπτικός, ή, όν, = περιληπτικός. *Apollon. D.* Synt. 36, 1, τοῦ μέρους. *Sext.* 161, 16.

ἐμπερινοέω (περινοέω), *to comprehend in the mind.* *Arius* apud *Athan.* II, 708 C.

ἐμπερινοστέω = περινοστέω. *Pallad.* Vit. Chrys. 46 D.

ἐμπερίοδος, ον, = ἐν περιόδοις, *periodic, in periods;* in rhetoric. *Dion. H.* V, 51, 13.

ἐμπεριόδως, adv. *periodically.* *Cornut.* 155.

ἐμπέριον, see ἱμπέριον.

ἐμπεριοχή, ῆς, ἡ, (ἐμπεριέχω) *an enclosing.* *Cleomed.* 12, 21.

ἐμπεριπατέω (περιπατέω), *to walk among.* *Sept.* Lev. 26, 12, ἐν ὑμῖν. Job 1, 7, τὴν ὑπ' οὐρανόν, *over the earth.* Sap. 19, 20. *Philon* I, 192, 8. 358, 39. *Plut.* II, 57 A.

ἐμπεριπείρω (περιπείρω), *to pierce, to run through.* *Strab.* 17, 1, 8, p. 358, 15.

ἐμπεριπλέω = περιπλέω. *Jos.* B. J. 3, 10, 9, p. 258.

ἐμπεριποιέω = περιποιέω. *Ptol.* Tetrab. 50.

ἐμπερίσπαστος, ον, (περισπάω) *distracted.* Pseud-*Athan.* IV, 848 C.

ἐμπερισπούδαστος, ον, = περισπούδαστος. *Jos.* Apion. 2, 35.

ἐμπερίστατος, ον, = περίστατος. *Euagr. Scit.* 1256 D.

ἐμπεριτέμνω = περιτέμνω. Pseud-*Hippol.* 921 B.

ἐμπερίσχεσις, εως, ἡ, = τὸ ἐμπεριέχειν. *Genes.* 62, 7.

ἐμπερίτομος, ον, (περιτομή) *circumcised.* *Clementin.* 29 A. *Epiph.* I, 181 B. *Chrys.* IX, 476 A. X, 163 E. *Philostrg.* 481 B.

ἐμπεριχαρής, ές, = περιχαρής. *Ephr.* II, 313 C.

ἐμπερπερεύομαι = περπερεύομαι. *Cic.* Att. 1, 14. *Epict.* 2, 1, 34.

ἐμπέτασμα, ατος, τὸ, (ἐμπετάννυμι) *curtain*. *Jos.* Ant. 15, 11, 3.

ἔμπετος, ὁ, the Latin impetus. *Mauric.* 11, 4.

ἔμπετρον, τὸ, (πέτρα) = σαξίφραγον. *Diosc.* 4, 15. 178 (181). *Aët.* 1, p. 10 b, 36.

ἐμπήγνυμι or ἐμπηγνύω (πήγνυμι. πηγνύω), *to fix in*. *Polyb.* 1, 22, 9 -σθαί τινι.

ἐμπηκτέον = δεῖ ἐμπηγνύναι. *Geopon.* 18, 2, 2.

ἐμπηλόω (πηλόω), *to soil with mud*. *Clim.* 1016 B. *Achmet.* 175. 178.

ἐμπήλωσις, εως, ἡ, *a soiling with mud*. *Achmet.* 178.

ἔμπηξις, εως, ἡ, (ἐμπήγνυμι) *a fixing in*. *Galen.* IV, 11 B.

ἐμπηρία, ας, ἡ, *the being* ἔμπηρος. *Cyrill. A.* I, 953 B.

ἐμπήσσω = ἐμπήγνυμι. *Just.* Tryph. 97.

ἐμπίεσμα, ατος, τὸ, (ἐμπιέζω) *pressure*. *Soran.* 249, 35. 20, a kind of fracture.

ἔμπικρος, ον, (πικρός) *somewhat bitter*. *Diosc.* 1, 4. 2, 132.

ἐμπίλιον, ου, τὸ, (πῖλος) *felt-shoe*. *Charis.* 552, 33.

ἐμπίμελος, ον, (πιμελή) *fatty*. *Xenocr.* 63. *Diosc.* 2, 65.

ἐμπιπλάω = ἐμπίπλημι. *Sept.* Ps. 102, 5. 144, 16. 147, 3.

ἐμπιπράω = ἐμπίπρημι. *Polyb.* 1, 53, 4. *Philon* II, 257, 5.

ἐμπίπρημι, *to set on fire*. [*Simoc.* 218, 1 ἐμπεπραμένος.]

ἐμπίπτω, *to fall in*. *Beross.* apud *Jos.* Apion. 1, 20, p. 451, εἰς ἀρρωστίαν, *to fall sick*. *Strab.* 14, 1, 41, εἰς ἔρωτα, *to fall in love*. *Jos.* Ant. 13, 16, 5, εἰς νόσον. *Plut.* II, 622 D. *Mal.* 159, 17.

ἐμπιστεύω (πιστεύω), *to trust in*. *Sept.* Deut. 1, 32, τῷ θεῷ Judic. 11, 20, τῷ Ἰσραὴλ παρελθεῖν. Par. 2, 20, 20, ἐν κυρίῳ θεῷ. Sir. 4, 16. Macc. 3, 2, 7, ἐπὶ σοί. *Philon* I, 151, 8. *Iren.* 1204 B. — **2.** *To intrust.* *Sept.* Sir. 1, 15. Macc. 2, 7, 24. 2, 10, 13 Τὴν Κύπρον ἐμπιστευθέντα = ἐπιτετραμμένον. *Diod.* 1, 67. 17, 23, τινί τι. *Plut.* I, 756 B. *Clem. A.* I, 153 C. *Isid.* 848 A. Pseudo-*Cyrill. A.* X, 1084 C Τὸν πλοῦτον αὐτῶν αὐτὴν ἐμπιστεύσαντες, = αὐτῇ

ἐμπλανάω (πλανάω), *to wander in* or *about*. *Heliod.* 2, 29. *Solom.* 1324 A.

ἐμπλαστέον = δεῖ ἐμπλάσσειν. *Theoph. Nonn.* I, 422.

ἐμπλαστικός, ή, όν, (ἐμπλάσσω) *fit for plastering*, in medicine. *Diosc.* 1, 140 (134). *Galen.* XI, 318 E.

ἐμπλάστριον, ου, τὸ, *little* ἔμπλαστρον or ἔμπλαστρος. *Paul. Aeg.* 106.

ἔμπλαστρος, ον, (ἐμπλάσσω) *daubed on*. — Substantively, (**a**) ἡ ἔμπλαστρος, sc. δύναμις, *plaster, salve*. *Diosc.* 1, 38. 2, 96, p. 221, et alibi. *Galen.* XIII, 644 F. *Ignat.* 721 A. *Porphyr.* Prosod. 105. — (**b**) τὸ ἔμπλαστρον, = ἡ ἔμπλαστρος. *Diosc.* Iobol. 23. *Clim.* 1168 D.

ἐμπλαστρόω, ώσω, (ἔμπλαστρος) *to plaster*, in medicine. *Diosc.* Eupor. 2, 20.

ἐμπλαστρώδης, ες, (ΕΙΔΩ) *plaster-like*. *Diosc.* 2, 205, p. 321.

ἐμπλατύνω = πλατύνω. *Sept.* Ex. 23, 18. Deut. 12, 20. Prov. 18, 16, et alibi. *Strab.* 8, 7, 3, p. 202, 3.

ἔμπλατυς, υ, = πλατύς. *Plotin.* II, 939, 17.

ἐμπλέγδην (ἐμπλέκω), adv. *by interweaving*. *Nicom.* 153.

ἔμπλεγμα, ατος, τὸ, *braid, tress*. *Artem.* 394, γυναικεῖα. *Const. Apost.* 1, 8.

ἐμπλέκτρια, ας, ἡ, (ἐμπλέκω) = κομμώτρια, ἡ κοσμοῦσα τὰς γυναῖκας. *Schol. Arist.* Eccl. 737.

ἐμπλεονάζω = πλεονάζω. *Athan.* I, 405 C, τοῖς ἀναγκαίοις.

ἔμπλευρος, ον, (πλευρά) *with large strong sides*. *Philon* I, 70, 42. 43. *Geopon.* 18, 9, 6.

ἐμπληθύνω = ἐμπίπλημι. *Sept.* Macc. 3, 5, 42 Ἐμπληθυνθεὶς ἀλογιστίας.

ἐμπληθής, ές, (πλήθω) *plethoric*. *Mal.* 239, 18.

ἐμπληκτικός, ή, όν, = ἔμπληκτος, *stupid*. *Plut.* II, 748 D.

ἐμπλημμυρέω = πλημμυρέω. *Philostr.* 806.

ἐμπληξία, ας, ἡ, *infatuation*. Classical. *Plut.* II, 56 C. *Aristid.* I, 621, 20. 643, 18. *Galen.* VIII, 79 A. *Hermias* 3, p. 1172 C.

ἔμπληξις, εως, ἡ, = preceding. *Ael.* V. H. 2, 19.

ἐμπλήρωσις, εως, ἡ, (πληρόω) *a fulfilling, fulfilment*. *Herod.* apud *Orib.* I, 428, 8. *Pallad.* V. Chrys. 47 B.

ἔμπλησις, εως, ἡ, (ἐμπίπλημι) *satisfaction*. *Epict.* Frag. 28.

ἐμπλοκή, ῆς, ἡ, (ἐμπλέκω) *a plaiting, braiding* of the hair. *Strab.* 17, 3, 7. *Petr.* 1, 3, 3. — Metaphorically, *engagement*, battle. *Polyb.* 18, 1, 11. *Plut.* II, 916 D.

*ἐμπλόκιον, ου, τὸ, a kind of *braid*. *Macho* apud *Athen.* 13, 42, p. 579 D. *Sept.* Ex. 35, 22. Num. 31, 50. Esai. 3, 18. *Plut.* I, 750 D.

ἐμπλύνω (πλύνω), *to wash in*. *Clem. A.* I, 428 A.

ἐμπνευματικός, ή, όν, (πνευματικός) *flatulent, causing flatulence*. *Diosc.* 5, 7. — **2.** *Flatulent* person, *affected with flatulence*. Id. 1, 6, p. 17, v. l. ἐμπνευματούμενος.

ἐμπνευματοποιέομαι = ἐμπνευματόομαι. *Alex. Aphr.* Probl. 65, 2.

ἐμπνευματώδης, ες, *flatulent, causing flatulence*. *Diosc.* 5, 10, p. 697, οἶνος.

ἐμπνευμάτωσις, εως, ἡ, (ἐμπνευματόω) *flatulence*. *Diosc.* 1, 19. 2, 26. *Plut.* II, 905 D. *Galen.* II, 52 A.

ἔμπνευσις, εως, ἡ, (ἐμπνέω) *breath, breathing.* *Sept.* Ps. 17, 16, πνεύματος ὀργῆς. *Orig.* IV, 717 A. *Eus.* II, 1448 A, θεία, *inspiration.*

ἐμπνευστικός, ή, όν, *breathing.* *Schol. Dion. Thr.* 653, 30.

*ἐμπνευστός, ή, όν, *blown into.* *Aristot.* apud *Athen.* 4, 75, ὄργανον, *wind-instrument.* *Nicom.* Harm. 5. 8.

ἐμπνέω, *to inspire.* *Ignat.* 669 A Ἐμπνεόμενοι ὑπὸ τῆς χάριτος αὐτοῦ. *Just.* Apol. 1, 36, of the prophets.

ἐμπνίγω (πνίγω), *to choke* or *suffocate in.* *Greg. Naz.* II, 409 A, τῇ καθάρσει.

ἐμπνοή, ῆς, ἡ, (ἐμπνέω) *a blowing, breath* of air. *Strab.* 4, 1, 7, p. 284, 4.

ἔμπνοια, ας, ἡ, *inspiration.* *Lucian.* III, 246, δαιμόνιος, *divine inspiration.*

ἐμποδέω = ἐμποδὼν εἰμι. *Apollon. D.* Adv. 583, 15. 598, 10.

ἐμπόδιον, ου, τὸ, (ἐμπόδιος) *hinderance, obstacle.* *Polyb.* 4, 81, 4 Ἐμπόδιον ὑπάρχον αὐτῷ πρὸς τὴν ἐπιβολήν.

ἐμποδιστής, οῦ, ὁ, (ἐμποδίζω) *hinderer.* *Jos.* Ant. 17, 10, 3. *Pallad.* Laus. 1193 D.

ἔμποδος, ον, = ἐμπόδιος. *Asclep.* 2, 1.

ἐμποδοστατέω, ήσω, (ἐμποδοστάτης) *to stand in the way.* *Philon* I, 186, 17. *Symm.* Judic. 11, 35. *Diog.* 19, 95.

ἐμποδοστάτης, ου, ὁ, = ὁ ἐμποδὼν ἱστάμενος, *troubler, disturber.* *Sept.* Par. 1, 2, 7.

ἐμποίησις, εως, ἡ, (ἐμποιέω) *practice, custom.* *Epict.* 4, 11, 8. *Dion C.* 37, 16, 3.

ἐμποιητέον = δεῖ ἐμποιεῖν. *Orig.* IV, 405 A.

ἐμποιητικός, ή, όν, *making, producing.* *Apollon. D.* Pron. 379 A. *Sext.* 232, 24. *Antyll.* apud *Orib.* I, 448, 2. *Clem. A.* I, 340 D, νοῦ. *Orig.* I, 1505 A.

ἐμποικίλλω (ποικίλλω), *to embroider on.* *Plut.* I, 210 C. *Poll.* 10, 43.

ἐμποίνιμος, ον, (ποίνιμος) *punishable.* *Cornut.* 137.

ἔμποιος, ον, (ποιός) *having qualities, endowed with qualities;* opposed to ἄποιος. *Method.* 257 B, ὕλη.

ἐμπολίζω (πολίζω), *to enclose within a city.* *Dion. H.* I, 236, 11.

ἐμπολιορκέω = πολιορκέω *in.* *Sept.* Josu. 7, 3 as v. l. Sir. 50, 4. *Strab.* 6, 2, 6. 16, 2, 9.

ἐμπομπεύω (πομπεύω), *to march in a triumphal procession* *Dion C.* 77, 5, 3. — Tropically, *to display one's self, parade, show off.* *Lucian.* III, 109, τῇ κιθάρᾳ. *Clem. A.* I, 596 A. *Dion. Alex.* 1304 C. *Malchio* 257 A, αἱρέσει. *Basil.* III, 492 A.—**2.** *To lead about in mock procession.* *Martyr. Poth.* 1437 B.

ἐμπονέω (πονέω), *to labor* or *work in.* *Eust. Ant.* 657 B. *Eus.* II, 1009 B. *Alciphr.* 3, 25. *Soz.* 887 A.

ἐμπόνημα, ατος, τὸ, *work done, labor bestowed upon* anything. *Justinian.* Novell. 64, 1.

ἔμπονος, ον, (πόνος) *painful, troublesome.* *Sept.* Macc. 3, 1, 28, *noisome.* *Aret.* 8 B.

ἐμπόνως, adv. *laboriously: passionately, ardently.* *Macar.* 793 B. 541 B. *Apocr.* Act. Paul. et Thecl. 29. Pseudo-*Chrys.* IX, 766 B.

ἐμπορικῶς, adv. *after the manner of an* ἔμπορος. *Strab.* 8, 6, 16.

ἐμπορπάω, *to buckle.* Classical. *Sept.* Macc. 1, 14, 44 ἐμπορποῦσθαι, as if from ἐμπορπόω.

ἐμπόρφυρος, ον, (πορφύρα) *somewhat purple.* *Diosc.* 1, 10. 29. 3, 104 (114).

ἔμποτος, ον, (πότος) L. potabilis, *drinkable.* *Aret.* 128 C.

ἐμπρακτικός, ή, όν, (ἔμπρακτος) *efficacious.* *Diosc.* 1, 48. 5, 116 (117).

ἔμπρακτος, ον, *acting, concerned* or *engaged in* anything; opposed to ἄπρακτος. *Theoph.* 574. *Gloss.* — **2.** *Actual.* *Basilic.* 6, 1, 15. 7, 1 (titul.) Δικασταὶ ἔμπρακτοι, *judices ordinarii.* *Theoph. Cont.* 822?

ἐμπράκτως, adv. *in state, in great style, formally, with attendants.* *Theoph.* 615, et alibi.

*ἐμπρησμός, οῦ, ὁ, (ἐμπίπρημι) *a setting on fire, a burning, conflagration.* *Athen. Arch.* 4. *Dion. H.* II, 745, 1. *Epict.* 3, 13, 10. *Plut.* II, 824 E, et alibi. *Phryn.* 335.

ἐμπρηστής, οῦ, ὁ, *burner.* *Aquil.* Deut. 8, 15. Pseudo-*Dion.* 205 B = σεραφίμ. Pseud-*Athan.* IV, 940 B.

ἐμπρίζω = ἐμπρίω. *Meges* apud *Orib.* III, 640, 7.

ἐμπρίζω, see ἐμπυρίζω.

ἐμπριστικός, ή, όν, (ἐμπρίω) *denticulated?* *Protosp.* Puls. 65.

ἐμπρόθεσμος, ον, (πρόθεσμος) *within the appointed time.* *Plut.* II, 501 F. *Lucian.* II, 124. *Clementin.* 120 C = προθεσμία? *Justinian.* Cod. 8, 10, 12, § ζ′.

ἐμπροθέσμως, adv. *within the appointed time.* *Philon* II, 532, 47. *Schol. Arist.* Eq. 393.

ἐμπροίκιον, ου, τὸ, (προίξ) *dower.* *App.* I, 752, 68. II, 14, 24.

ἐμπρομελετάω (προμελετάω), *to train one's self in* anything *beforehand.* *Philon* I, 521, 47. 48. II, 90, 22. 23.

ἐμπρός (ἐν, πρός), adv. *before.* *Mauric.* 3, 11. *Porph.* Cer. 391, 16, τῆς θύρας.

ἔμπροσθεν, adv. *before.* *Sept.* Reg. 1, 9, 15 Ἡμέρᾳ μιᾷ ἔμπροσθεν τοῦ ἐλθεῖν πρὸς αὐτόν. Esdr. 1, 6, 13, ἐτῶν πλειόνων, *long ago.* Eccl. 1, 10 Ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν. *Sext.* 202, 20 Διὰ τὰς ἔμπροσθεν εἰρημένας αἰτίας, *above-mentioned.* — **2.** *Formerly.* *Sept.* Reg. 1, 9, 9.

ἐμπρόσθιος, ον, *fore.* *Achmet.* 60, ὀδόντες, *foreteeth, incisors.*

ἐμπροσθίως, adv. *in front.* *Achmet.* 116.

ἐμπροσθοκούρβιον, ου, τὸ, (ἔμπροσθεν, curvus) *the front arch* of a saddle, aualogous to the pommel of the English saddle. *Leo.* Tact. 12, 53. (See also κούρβη, ὀπισθοκούρβιον.)

ἐμπροσθόπους, ουν, (ἔμπροσθεν, πούς) *walking before.* *Euagr.* 2652 A.

ἐμπτίσσω = πτίσσω. *Aquil.* Prov. 27, 22.

ἔμπτυσις, εως, ἡ, (ἐμπτύω) *a spitting* of blood. *Aret.* 11 E.

ἔμπτυσμα, ατος, τὸ, *a spitting at.* *Sept.* Esai. 50, 6. *Dion. Alex.* 1600 A. *Macar.* 560 B. *Greg. Naz.* II, 232 A.

ἐμπτυσμός, οῦ, ὁ, = preceding. *Andr. C.* 1400 B.

ἐμπτύω (πτύω) = καταπτύω, *to spit at, to spit in* the face of any one. *Sept.* Num. 12, 14, εἰς τὸ πρόσωπον αὐτῆς. *Nicol. D.* 148, αὐτῷ. *Matt.* 27, 30, εἰς αὐτόν. *Marc.* 14, 65. *Plut.* II, 189 A *Luc.* 18, 32. *Phryn.* 17, condemned. *Theoph.* 682, 15, τινά = τινί.

ἐμπτωσία, ας, ἡ, (ἐμπίπτω) *a falling in.* Dubious. *Clem. A.* I, 976 C.

ἔμπτωσις, εως, ἡ, *a falling into* or *on.* *Gemin.* 821 A. *Dion. H.* III, 1806, 14, dubious. *Diosc.* Iobol. p. 45. *Erotian.* 296. *Plut.* II, 893 C. *Apollon. D.* Synt. 136, 4.

ἔμπτωτος, ον, *falling into, prone to.* *Anton.* 10, 7.

ἐμπυηματικός, ή, όν, (ἐμπύημα) *suppurating.* *Alex. Trall.* 305.

ἐμπυϊκός, ή, όν, = ἔμπυος person. *Diosc.* 1, 94. *Aret.* 39 D. *Alex. Aphr.* Probl. 62, 25.

ἐμπύρετος, ον, (πυρετός) L. *febricosus, having a fever, feverish.* *Alex. Trall.* 252. *Achmet.* 88.

ἐμπύρευμα, ατος, τὸ, (ἐμπυρεύω) = ἔναυσμα. *Philon* I, 187, 34. 455, 14. 478, 21. *Clem. A.* II, 380 C. *Greg. Naz.* III, 1046 A.

ἐμπυρίζω, ίσω, (πῦρ) *to set on fire, to burn.* *Sept.* Lev. 10, 6. Reg. 1, 30, 1. Esdr. 1, 1, 52. Sir. 8, 10. Macc. 1, 1, 31. 56. *Diod.* 2, 36, et alibi. *Patriarch.* 1081 A. — Barbarous, ἐμπρίζω. *Theoph.* 102, 19.

ἐμπύριος, ον, (ἔμπυρος) *in* or *of fire.* *Iambl.* Myst. 252, 2. *Procl.* Parmen. 631 (37). Pseudo-*Dion.* 304 A. *Psell.* 1137 D. 1149 C. [Formed after the analogy of ἐναέριος.]

*ἐμπυρισμός, οῦ, ὁ, (ἐμπυρίζω) = ἐμπρησμός, *a setting fire to, a burning.* *Hyperid.* apud *Poll.* 9, 156 et *Phryn.* 335. *Sept.* Lev. 10, 6. Num. 11, 3. *Polyb.* 9, 41, 5, et alibi. *Diod.* 20, 67. *Patriarch.* 1084 A.

ἐμπυριστής, οῦ, ὁ, *burner : incendiary.* Pseudo-*Jos.* Macc. 7, p. 507. *Jejun.* 1924 C.

ἐμπυρίως (ἐμπύριος), adv. *in* or *by fire.* *Procl.* Parm. 631 (38).

ἐμπυροειδής, ές, = πυροειδής, *like fire.* *Plut.* II, 881 D.

ἐμπυρόω = πυρόω, *to heat.* *Diosc.* 5, 131 (132). *Schol. Arist.* Eq. 511.

ἐμπύρως (ἔμπυρος), adv. *ardently.* *Poll.* 3, 68. *Macar.* 541 B.

ἐμπυτιάζω (πυτιάζω), *to put rennet into* milk. *Diosc.* Delet. p. 14 Ἐμπυτιασθὲν γάλα, *into which rennet has been put.*

ἐμφαιδρύνω = φαιδρύνω. *Greg. Nyss.* III, 953 C.

ἐμφάνισις, εως, ἡ, *a making known, publication* of a will. *Justinian.* Novell. 15, 3, διαθηκῶν, *testamentorum insinuationes.*

ἐμφανίσκω = ἐμφανίζω. *Iambl.* V. P. 508.

ἐμφανισμός, οῦ, ὁ, (ἐμφανίζω) *information, disclosure.* *Sept.* Macc. 2, 3, 9.

ἐμφανιστής, οῦ, ὁ, *informer, slanderer.* *Aristeas* 19

ἐμφανιστικός, ή, όν, *indicative.* *Sext.* 622, 25, τινός.

ἐμφαντάζομαι (φαντάζομαι) = φαίνομαι. *Anton.* 2, 12. *Orig.* IV, 548 B. *Plotin.* I, 586, 9. 149, 8 -σθῆναι εἴς τινα.

ἐμφάντασις, εως, ἡ, (ἐμφαντάζομαι) = φαντασία. *Plotin.* I, 585, 15.

ἐμφαντικός, ή, όν, (ἐμφαίνω) *significant, expressive.* *Polyb.* 18, 6, 2. *Nicom.* 133, τινός. *Philon* I, 149, 29. II, 162, 41. *Plut.* II, 1009 E.

ἐμφαντικῶς, adv. *significantly, expressively.* *Polyb.* 11, 12, 1. 12, 27, 10. *Philon* I, 50, 21. *Plut.* II, 104 B. *Clem. A.* I, 268 B. 1064 B.

ἐμφαρύγξασθαι (φάρυγξ), *to swallow, devour.* *Diosc.* Iobol. 19, p. 76.

ἔμφασις, εως, ἡ, (ἐμφαίνω) *a setting forth, an indicating, exposition.* *Polyb.* 3, 1, 8, et alibi. *Dion. Thr.* apud *Clem. A.* II, 73 A. *Clem. A.* I, 336 A. — **2.** *Moral* of a fable. *Babr.* 116, 15. — **3.** *Appearance.* *Strab.* 8, 3, 30 Ἔμφασιν ποιεῖν . . . . ἀποστεγάσειν. — **4.** Emphasis, in grammar. *Tryph.* Trop. 277. [*Simoc.* 303, 9 ἐμφάσεις, an error for ἐμβάσεις ?]

ἐμφατικός, ή, όν, *emphatic ; expressive.* Pseudo-*Demetr.* 28, 11. *Sext.* 515, 5, χρόνων.

ἐμφατικῶς, adv. *emphatically : expressively.* *Sext.* 643, 25. *Chrys.* IX, 642 C.

ἐμφεγγής, ές, (φέγγω) *shining, bright.* Pseudo-*Chrys.* IX, 852 A.

ἐμφέρεια, ας, ἡ, (ἐμφερής) = ὁμοιότης. *Philon* I, 632, 1. *Diosc.* 1, 1.

ἐμφεύγω (φεύγω), *to flee into* for refuge. *Lucian.* III, 184.

ἐμφθέγγομαι = φθέγγομαι. *Lucian.* II, 355.

ἐμφιβλόω (φιβλόω) = ἐμπορπάω. *Pallad.* Laus. 1074 C -σθαι χλαμύδα.

ἐμφιληδονέω (φιληδονέω), *to take pleasure in.* *Anton.* 5, 5. *Porphyr.* Abst. 2, 47, p. 187.

ἐμφιλοκαλέω (φιλοκαλέω), *to be engaged zealously in.* *Plut.* II, 122 E.

ἐμφιλόνεικος, ον, = φιλόνεικος. *Basil.* III, 453 A. *Greg. Nyss.* II, 225 B. *Anast. Sin.* 716 A.

by Microsc

ἐμφιλονείκως, adv. = φιλονείκως. *Chron.* 677, 16.

ἐμφιλόπονος, ον, = φιλόπονος. *Ephr.* II, 6 F.

ἐμφιλοσοφέω (φιλοσοφέω), *to philosophize in.* *Philostr.* 202. *Greg. Naz.* II, 60 D. III, 165 C. 1189 A.

ἐμφιλοσόφημα, ατος, τὸ, = φιλοσόφημα. *Greg. Naz.* II, 576 C.

ἐμφιλόσοφος, ον, = φιλόσοφος; opposed to ἀφιλόσοφος. *Philon* II, 22, 41. *Ptol.* Tetrab. 158. *Diog.* 2, 40.

ἐμφιλοσόφως, adv. = φιλοσόφως. *Leont.* I, 1241 D.

ἐμφιλοτεχνέω = φιλοτεχνέω ἔν τινι. *Anton.* 7, 54.

ἐμφιλοχωρέω (φιλοχωρέω), *to love to dwell in.* *Jos.* Ant. 2, 7, 2. *Lucian.* II, 3.

ἐμφλεγμαίνω = φλεγμαίνω. *Greg. Nyss.* II, 276 A.

ἔμφλογος, ον, = ἔμφλοξ. *Achmet.* 159, p. 134.

ἔμφλοξ, ογος, (φλόξ) *blazing.* *Philipp.* 22.

ἐμφόβως (ἔμφοβος), adv. = ἐν φόβῳ, *in fear, timidly.* *Eus.* VI, 945 D. *Athan.* II, 724 B. 733 A.

ἐμφοιτάω (φοιτάω), *to come into.* *Philon* I, 105, 17. 18.

ἐμφοίτησις, εως, ἡ, = ἐπιφοίτησις. *Eus.* IV, 345 A.

ἐμφονεύω (φονεύω), *to kill in.* *Geopon.* 16, 19, 1.

ἐμφόρησις, εως, ἡ, (ἐμφορέω) *a taking in: gorging.* *Plut.* II, 472 B. *Clem. A.* II, 764 C. *Athen.* 1, 17. *Porphyr.* Abst. 1, 34, p. 57.

ἐμφορτικεύομαι, εύσομαι, (φορτικός) *to abuse, rebuke, reprove.* *Germ.* 245 B.

ἔμφορτος, ον, (φόρτος) *loaded.* *Opp.* Hal. 2, 212. *Diog.* 1, 31. *Iambl.* V. P. 78.

ἐμφραγμός, οῦ, ὁ, = ἔμφραξις. *Sept.* Sir. 27, 14. Mich. 5 (4), 14.

ἐμφράσσω, *to stop up.* [*Schol. Arist.* Nub. 1238 ἐμπέφρακα.]

ἔμφρενος, ον, (φρήν) = φρόνιμος. *Mal.* 120, 13.

ἔμφρικτος, ον, = φρικτός. *Andr. C.* 997 A. 1108 A.

ἔμφροντις, ὁ, ἡ, (φροντίς) *solicitous.* *Themist.* 267, 14. *Socr.* 792 B.

ἐμφρούριος, ον, = ἔμφρουρος. *Euagr.* 2828 C. *Nicet. Paphl.* 521 B.

ἐμφυλακίζω (φυλακίζω), *to imprison.* *Clem. R.* 1, 45.

ἐμφυλλίζω, ίσω, (ἔμφυλλος) *to graft by inserting the graft under the bark,* as in side-grafting. *Geopon.* 10, 37, 1. 10, 65, 2. *Eust.* 1405, 43. (Compare *Clem. A.* II, 341 C.)

*ἐμφυλλισμός, οῦ, ὁ, (ἐμφυλλίζω) *side-grafting,* budding with a scion. *Aristot.* Plant. 1, 6, 5. *Geopon.* 10, 75, 1.

ἔμφυλλος, ον, (φύλλον) *leafy.* *Geopon.* 4, 15, 4.

ἐμφυσάω, ήσω, *to breathe into* or *upon,* with reference to those about to be baptized. *Cyrill. H.* Procat. 9 ἐμφυσηθῆναι. *Const.* I, 7, εἰς τὸ πρόσωπον καὶ εἰς τὰ ὦτα. *Euchol.* p. 134. 141.

ἐμφύσημα, ατος, τὸ, *inflation.* Classical. *Galen.* II, 100 B. *Clem. A.* II, 129 A, *breath.*

ἐμφύσησις, εως, ἡ, (ἐμφυσάω) *a breathing into.* *Plut.* II, 1077 B. *Athen.* 1, 69, p. 32 E. *Orig.* VII, 25 A.

ἐμφυσητέον = δεῖ ἐμφυσᾶν. *Geopon.* 16, 6, 2.

ἐμφυσίωσις, εως, ἡ, (ἐμφυσιόω) *inflation, pride, vanity.* *Hippol.* Haer. 62, 1.

ἐμφύτευμα, ατος, τὸ, (ἐμφυτεύω) emphyteuma, estate leased. *Justinian.* Cod. 1, 4, 32.

ἐμφύτευσις, εως, ἡ, emphyteusis, the leasing of a landed estate on certain conditions. *Justinian.* Cod. 1, 2, 17, §§ α′. β′. *Leo.* Novell. 85.

ἐμφυτευτής, οῦ, ὁ, emphyteuta, the holder of an estate by *emphyteusis.* *Just. Imper.* Novell. 4. *Justinian.* Cod. 1, 4, 32. 1, 2, 25, § ϛ′. *Tiber.* Novell. 27.

ἐμφυτευτικός, ή, όν, emphyteuticus, *emphyteutic.* *Justinian.* Cod. 1, 2, 25, § δ′. *Irene.* Novell. 57.

ἐμφυτεύω, *to graft into.* *Diod.* 5, 16, ἐν τοῖς κοτίνοις. *Clem. A.* II, 341 C. *Greg. Th.* 1073 C. — **2.** *To lease by emphyteusis.* *Justinian.* Cod. 1, 2, 24, § δ′.

ἔμφυτον, mistake for ἔμφωτον.

ἐμφύτως (ἔμφυτος), adv. *by instinct.* *Clem. A.* II, 196 B. *Eus.* III, 1137 B.

ἐμφώλευμα, ατος, τὸ, (ἐμφωλεύω) *lurking-place.* *Andr. C.* 1220 C.

ἐμφωλεύω (φωλεύω), *to lurk in.* *Philon* I, 315, 27. 654, 31. *Plut.* II, 314 E. *Anton.* 3, 8. *Aret.* 69 C. *Iren.* 1, 7, 1, τῷ κόσμῳ. *Hippol.* 693 C. 804 B, ἔν τινι. *Doctr. Orient.* 681 C.

ἐμφωνέω (φωνέω), *to call out to: exclaim, pronounce.* *Clem. A.* I, 261 B. *Sophrns.* 3993 B.

ἐμφώτειος, ον, (φῶς) *baptismal.* *Greg. Naz.* II, 393 C, ἐσθής, *baptismal garment,* worn by the person who was about to be baptized. *Genes.* 85, 17 ἐμφώτιος. (See φῶτα, φωτίζω.)

ἐμφωτίζω = φωτίζω. *Achill. Tat.* Isagog. 988 C. *Clem. A.* II, 340 D.

ἐμφώτιον, ου, τὸ, (ἐν, φῶς) = ἐμφώτειος ἐσθής. *Theoph. Cont.* 161.

ἔμφωτον, ου, τὸ, (φῶς) *interval.* *Euagr.* 4, 31, p. 2761 A. *Mauric.* 4, 3. *Heron Jun.* 232, 16.

ἐμψυκτικός, ή, όν, = ψυκτικός, *cooling.* *Galen.* XIII, 16 C. *Clem. A.* I, 489 A.

ἔμψυξις, εως, ἡ, = ψύξις, *a cooling.* *Ruf.* apud *Orib.* III, 113, 3. *Galen.* VI, 359 B.

ἐμψυχία, ας, ἡ, *the being* ἔμψυχος, *life.* *Phi-*

lon I, 5, 12. *Plut.* II, 1053 B. *Sext.* 249, 4.

ἐμψυχοφαγία, ας, ἡ, (ἔμψυχος, φαγεῖν) *the eating of animal food.* *Epiph.* I, 845 D.

ἐμψυχόω (ψυχόω), *to animate, furnish with soul.* *Hermias* 7. *Clementin.* 436 C. *Anast. Sin.* 1165 A. [Bad form, ἐμψυχωμένος = ἐνεψυχωμένος. *Plotin.* I, 254, 4 as v. l. *Socr.* 392 A. *Cyrill. A.* X, 116 C.]

ἐμψύχω = ψύχω, *to cool.* *Aret.* 102 C. *Galen.* VI, 128 A. *Sext.* 13, 18. *Clem. A.* I, 477 B.

ἐμψύχωσις, εως, ἡ, (ἐμψυχόω) *an animating, animation.* *Plotin.* II, 702, 5.

ἐν = εἰς. *Sept.* Judic. 6, 35. Esdr. 2, 7, 10. Tobit 5, 5 Πορευθῆναι μετὰ σοῦ ἐν Ῥάγοις. *Dion. H.* I, 185, 12 Ἐλθεῖν ἐν Ἰταλίᾳ. *Epict.* 1, 11, 32 Ἐν Ῥώμῃ ἀνέρχῃ. — **2.** *With*, denoting the *instrument.* A Hebraism. *Sept.* Gen. 48, 22. Judith 1, 15. Esai. 10, 15. — **3.** In Byzantine Greek it is sometimes followed by the *genitive.* *Sophrns.* 3244 C Ἐν ἀγγελικοῦ τινος ἡγοῦμαι στρατεύματος. *Mal.* 483, 10 Ἐν ἀμφοτέρων τῶν μερῶν, v. l. ἐξ. *Porph.* Cer. 540, 17. 646, 17. — **4.** It may (by a species of *apposition*) follow adverbs of place. *Const.* (536), 1205 A Ἐκεῖσε ἐν τῷ σεκρέτῳ. *Mal.* 58 Ὤικησεν ἐκεῖ ἐν αὐτῇ. *Theoph.* 353 Πέραν ἐν Συκαῖς. [In inscriptions, ἐν before Σ is sometimes changed into ἐς. *Inscr.* 87, 30 εσσιδωνι. 147, 35 εσσαμωι. 171, 52 εσσιγγωι. 2447, *b*, p. 1083 εσστηληι. Also, 87 εστηληι = ἐν στήληι = 213 ειστηληι.]

ἔν = ἔνι, ἐστί. *Joann. Mosch.* 3064 B Τί ἔν τὸ ἔχεις, κύριε Μόσχε; = τί ἐστιν ὃ ἔχεις.

ἕνα, τὸ, = ἕν from εἷς, which see.

ἐναβρύνομαι (ἁβρύνω), *to pride* or *plume one's self upon* anything. *Dion. H.* VI, 760, 11. *Epict.* Frag. 170. *App.* II, 617, 77. *Lucian.* II, 266.

ἐναγαλλιάομαι = ἀγαλλιῶμαι ἔν τινι. *Marc. Diad.* 1164 B -σθῆναι.

ἐνάγαμαι = ἄγαμαι. *Philon* I, 449, 48.

ἐναγελάζομαι = ἀγελάζομαι *in.* *Epict.* Frag. 47.

ἐναγικός, ή, όν, (ἐναγής) *accursed.* *Plut.* II, 825 C.

ἐναγισμός, οῦ, ὁ, (ἐναγίζω) *offerings to the dead.* *Strab.* 6, 1, 15. *Jos.* Ant. 19, 4, 6. B. J. 1, 1, 4. *Plut.* II, 272 E.

ἐναγιστήριων, ου, τὸ, quid? *Inscr.* 1104.

ἐναγκαλίζομαι, ίσομαι, (ἀγκαλίζομαι) *to embrace.* *Sept.* Prov. 6, 10. 24, 48 Ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶ στήθη, *a little folding of the arms.* *Diod.* 3, 58. *Marc.* 9, 36. 10, 16.

ἐναγκυλίζω (ἀγκυλίζω), *to fasten with the* ἀγκύλη. *Polyb.* 27, 9, 5.

ἐναγλαΐζω = ἀγλαΐζω. *Method.* 364 C. *Greg. Nyss.* I, 840 A. *Cyrill. A.* II, 37 D.

ἔναγμος, ον, (ἀκμή) *sharp.* *Soran.* 250, 2.

ἐναγρυπνέω = ἀγρυπνέω *in.* *Lyd.* 139, 11. *Andr. C.* 1216 A.

ἐνάγω (ἄγω), L. *defero, to accuse, to charge with.* *Jos.* Ant. 2, 6, 7 Κλοπῆς ἐναγομένῳ. *Psell.* Synops. 224.

ἐναγωγή, ῆς, ἡ, L. *delatio, accusation, charge.* *Psell.* Synops. 284.

ἐναγωγός, ον, *introducing?* *Procl.* Parm. 651 (70), ἐννοιῶν. — **2.** Proparoxytone ἐνάγωγος, *brought to court, defendant.* *Ant. Mon.* 1465 C.

ἐναγωνιάω = ἀγωνιάω ἐν. *Greg. Nyss.* III, 949 A.

ἐναδημονέω = ἀδημονέω ἔν τινι. *Jos.* Ant. 15, 7, 7.

ἐναδιαφορέω = ἀδιαφορέω *in* or *about.* *Orig.* I, 1308 A. *Basil.* III, 257 A. IV, 1028 A.

ἑναδικός, ή, όν, (ἑνάς) = μοναδικός. *Did. A.* 313 B.

ἑναδικῶς, adv. = μοναδικῶς. *Procl.* Parm. 625 (29).

ἐναδολεσχέω = ἀδολεσχέω. *Philon* II, 59, 14.

ἐναθλεύω = following. *Greg. Naz.* I, 661 B.

ἐναθλέω (ἀθλέω), *to contend in.* *Diod.* 3, 8. 16, 44. 1, 54, p. 64, 6, τοῖς πολέμοις. *Epict.* 3, 16, 13. *Plut.* II, 320 A.

ἔναθλος, ον, = ἐν ἄθλοις, *in contests.* *Philon* I, 646, 16.

ἐναιθέριος, ον, = ἐν αἰθέρι. *Anton.* 12, 24. *Poll.* 1, 23.

ἐναίμως (ἔναιμος), adv. *with the blood.* *Paul. Aeg.* 288.

ἐναιρέω = αἱρέω *in.* *Diosc.* 1, 62, p. 64.

ἐνακισχίλιοι, αι, ων, = ἐννεακισχίλιοι. *Plut.* I, 44 B.

ἐνακμάζω = ἀκμάζω *in.* *Ael.* N. A. 2, 8. V. H. 3, 1, et alibi. *Proc. Gaz.* III, 2809 A.

ἐνακολασταίνω = ἀκολασταίνω *in.* *Athen.* 12, 58, p. 541 D.

ἐνακόσιοι, see ἐννακόσιοι.

ἐναλήθης, ες, = ἀληθής. *Longin.* 15, 8.

ἐναλήθως, adv. = ἀληθῶς. *Lucian.* II, 71.

ἐναλλάγεια, ας, ἡ, = ἐναλλαγή. *Sophrns.* 3485 A.

ἐναλλαγή, ῆς, ἡ, *change, interchange, commutation.* Classical. *Dion. H.* VI, 792, 3, χρόνων, *of tenses.* *Erotian.* 68, στοιχείων, *of letters.* *Apollon. D.* Pron. 328 B, πτώσεως, *of case.* *Sext.* 446, 14, στοιχείων, *transposition* (ἄρχων, Χάρων).

ἐναλλάκτης, ου, ὁ, (ἐναλλάσσω) *exchanger.* *Aquil.* Esai. 3, 4 = κίναιδος? (See also ἐνδιαλλάσσω, and compare *Paul.* Rom. 1, 26 Μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν.) — **2.** The name of one of the parts of a bedstead. *Thom.* A, 13, 1.

ἐναλλακτικός, ή, όν, *alterative*. *Galen*. II, 46 D, τινός.

ἐνάλλαξις, εως, ἡ, = ἐναλλαγή. *Tryph*. 4 = μετάθεσις. *Longin*. 23, 1, γενῶν, in grammar.

ἐναλλασσομένως, adv. *by change*. *Apollon. D.* Synt. 260, 15.

ἐναλλάσσω, *to change*, in grammar. Pseudo-*Demetr*. 32, 17 Ἐναλλαγείσης πτώσεως, the cases being interchanged. — **2.** Participle, ἐναλλάσσων, ἐνηλλαγμένος, *strange*, *unheard of*. *Eus*. II, 760 B, τιμωρίαι. 764 C. 1445 B.

ἐναλλοιόω = ἀλλοιόω. *Philon* II, 659, 14.

ἐναλλοίωσις, εως, ἡ, = ἀλλοίωσις. *Ptol*. Tetrab. 93, et alibi.

ἐναλύω = ἀλύω. *Philon* II, 369, 30. 372, 4.

ἐναμάρτητος, ον, = following. *Isid*. 305 C.

ἐνάμαρτος, ον, (ἁμαρτία) *peccable*. *Tatian*. 19, p. 849 C τὸ ἐνάμαρτον, *peccability*. *Isid*. 305 C as v. l.

ἐναμβλύνω = ἀμβλύνω. *Plut*. I, 532 D.

ἐναμιλλάομαι = ἁμιλλάομαι. *Themist*. 310, 4.

ἔναμμα, ατος, τὸ, (ἐνάπτω) *bond*, *band*, *tie*. *Plut*. I, 359 B, L. *amentum*. — **2.** *Outer garment*, *covering*. *Diod*. 1, 11, p. 15, 34.

ἐναμπέχω = ἀμπέχω *Philon* I, 635, 16. 17.

ἐναναπαύομαι = ἀναπαύομαι *in*. *Basil*. I, 252 B.

ἐνανάπτω = ἀνάπτω. *Galen*. XII, 459 A.

ἐνανειλέω (ἀνειλέω), *to press back*. *Galen*. VI, 97 D.

ἐνανθρωπέω, ήσω, (ἄνθρωπος) *to put on man's nature*, with reference to the *Incarnation*. *Just*. Frag. 1596 B. *Hippol*. 809 A. *Orig*. I, 784 C. 853 A. 345 B. II, 580 C. IV, 173 C. *Method*. 45 B.

ἐνανθρώπησις, εως, ἡ, (ἐνανθρωπέω) *the Incarnation*. *Hippol*. 840 B. 868 B. *Orig*. I, 937 A. II, 1104 D. IV, 129 D. *Method*. 360 C.

ἐνανθρωπίζομαι = ἐνανθρωπέω. *Andr*. C. 1108 D.

ἐνανθρωπικός, ή, όν, = ἀνθρωπικός. *Eus*. IV, 709 A.

ἐνανθρωπίνως (ἀνθρώπινος), adv. *after the manner of men*. *Basil*. I, 760 B.

ἐνανθρωπότης, ητος, ἡ, = ἐνανθρώπησις. *Cyrill. A.* I, 757 D.

ἐνανοίγω = ἀνοίγω. *Sophrns*. 3388 D.

ἔναντι = ἐναντίον, *before*. *Sept*. Gen. 38, 7 Ἔναντι κυρίου. Ex. 28, 26. 31. Sir. 38, 15. 51, 14. *Luc*. 1, 8. Act. 8, 21.

ἐναντιάζομαι = ἐναντιόομαι. *Ephr*. I, 9 F.

ἐναντιόβουλος, ον, (ἐναντίος, βουλή) = παλίμβολος, *fickle*. *Polem*. 292.

ἐναντιοδοκηταί, ῶν, οἱ, (δοκέω) *maintaining opposite doctrines* (Nestorius and Eutyches). *Leont*. I, 1276 A.

ἐναντιοδύναμος, ον, (δύναμις) *of contrary power*. *Nicom*. 78, τῷ ὀνόματι, *in respect to the name*; thus, in $5 + 5 = 10$, 5 is *odd*, 10 is *even*.

ἐναντιοζύγως (ζυγός), adv. *in a contrary direction*. *Theol. Arith*. 11.

ἐναντιόομαι, *to oppose*. [*Mal*. 168, 11 ἐναντιοῦτο = ἠναντιοῦτο]

ἐναντιοπαθέω, ήσω, (ἐναντιοπαθής) *to be affected in a contrary manner*. *Nicom*. 79 = ἐναντιωνυμεῖν. *Theol. Arith*. 10.

ἐναντιοπαθῶς (ἐναντιοπαθής), adv. *with contrary properties*. *Nicom*. Harm. 19, ταῖς τοῦ μήκους ἀνταποδόσεσιν, *inversely as the length*.

ἐναντιοπραγέω, ήσω, (πράσσω) *to oppose*. *Diod*. 3, 65. 4, 49. 15, 59.

ἐναντιοτροπή, ῆς, ἡ, (τροπή) *opposite tendency*. *Diog*. 9, 7.

ἐναντιοτροπία, ας, ἡ, = preceding. *Aristid. Q.* 92.

ἐναντιοφανής, ές, (φαίνω) = ἐναντίος. *Roman*. et *Porph*. Novell. 238.

ἐναντιοφορέω, ήσω, (φέρω) *to move in a contrary direction*. *Orig*. II, 61 A.

ἐναντιωματάρης, ὁ, = ἐναντίος, adversary. *Eust. Mon*. 912 C.

ἐναντιωματικός, ή, όν, (ἐναντίωμα) *adversative*, as the conjunctions ὅμως, ἔμπης. *Dion. Thr*. 643, 14. *Apollon. D.* Adv. 564, 28.

ἐναντιωνυμέω, ήσω, (ἐναντιώνυμος) *to have an opposite name*, in reference to *odd* and *even*; thus, in $3 \times 8 = 24$, the factor 3 ἐναντιωνυμεῖ to 8; but in $4 \times 6 = 2 \times 12 = 24$, the factors do not ἐναντιωνυμοῦσι. *Nicom*. 80. *Theol. Arith*. 41.

ἐναντιώνυμος, ον, (ὄνομα) *of an opposite name*; $2 : 10 = 5$ ἐναντιώνυμος to the even number 10. *Nicom*. 78.

ἐναντλέω = ἀντλέω. *Philon* I, 574, 45. 46.

ἐνάπαλος, ον, = ἁπαλός. *Diosc*. 1, 77, p. 79.

ἐναπαστράπτω = ἀπαστράπτω *in*. *Nicet. Paphl*. 88 B.

ἐναπασχολέω = ἀπασχολέω. *Hippol*. Haer. 534, 92.

ἐναπειροκαλέω = ἀπειροκαλέω *in*. *Sext*. 115, 15.

ἐναπερείδω = ἀπερείδω strengthened. *Sept*. Macc. 2, 9, 4. *Polyb*. 23, 13, 2 -σασθαί τι εἴς τινα. *Philon* II, 353, 22. *Plut*. II, 126 E. *Galen*. VII, 444 E.

ἐναπέρεισις, εως, ἡ, = ἀπέρεισις. *Plotin*. II, 740, 1.

ἐναπέρεισμα, ατος, τὸ, *impression*, *impulse*. *Clem. A.* I, 1053 C.

ἐναπερεύγω = ἀπερεύγω. *Philon* II, 202, 8. *Nicet. Paphl*. 508 C -σθαι.

ἐναπεσφραγισμένως (ἐναποσφραγίζω), adv. L. *expresse*, *clearly*, *distinctly*. *Sext*. 581, 7.

ἐναπηχέω = ἀπηχέω. *Ptolin*. II, 769, 3.

ἐναπλόω = ἁπλόω. *Pallad*. Laus. 1147 B, τινὰ ἐπὶ τὴν γῆν.

ἐνάπλωσις, εως, (ἐναπλόω) *resolution* of a compound substance into its component parts. *Simplic*. Epict. 156.

ἐναποβλέπω = ἀποβλέπω *at.* *Eus.* II, 348 A. *Athan.* I, 89 C.

ἐναποβλύζω = ἀποβλύζω. *Clem. A.* I, 201 A, *to vomit.*

ἐναπογεννάω = ἀπογεννάω *in.* *Plut.* II, 767 D.

ἐναπόγραφος, ον, (ἐναπογράφω) L. adscriptitius or ascriptitius, *enrolled.* *Chal.* 1509 D. *Justinian.* Novell. 22, 17. Pseud-*Athan.* IV, 945 A.

ἐναπογράφω (ἀπογράφω), *to inscribe.* *Plut.* II, 900 B. *Clem. A.* I, 673 A.

ἐναποδέομαι = ἀποδέομαι. *Porph.* Cer. 455, 7.

ἐναποζέννυμι = ἀποζέω *in.* *Diosc.* 4, 175 (178). *Galen.* XIII, 560 A.

ἐναπόθεσις, εως, ἡ, (ἀπόθεσις) *a laying up in deposition.* *Sext.* 165, 30.

ἐναπόθετος, ον, (ἐναποτίθημι) *laid up.* *Nil.* 1141 D.

ἐναποθησαυρίζω = ἀποθησαυρίζω *in.* *Philon* I, 278, 52. *Orig.* I, 480 B. IV, 49 B.

ἐναποθλίβω (ἀποθλίβω), *to press in.* *Philon* I, 541, 16.

ἐναποικοδομέω (ἀποικοδομέω), *to build in.* *Polyaen.* 8, 51.

ἐναποκάμνω = ἀποκάμνω. *Jos.* B. J. 3, 6, 1.

ἐναπόκειμαι = ἀπόκειμαι *in.* *Philon* I, 277, 33. *Plut.* II, 961 C.

ἐναποκινδυνεύω = ἀποκινδυνεύω *in.* *Jos.* Ant. 2, 9, 4. *Dion C.* 49, 2, 2.

ἐναπόκλειστος, ον, (ἐναποκλείω) *shut up, imprisoned.* *Stud.* 1073 A.

ἐναποκλείω (ἀποκλείω), *to shut in.* *Artem.* 130. *Schol. Dion. P.* 322, 25.

ἐναποκλίνω (ἀποκλίνω), *to lay down on.* *Philostr.* 867.

ἐναποκλύζω = ἀποκλύζω *in.* *Diosc.* 3, 36 (41). *Clem. A.* I, 428 A.

ἐναποκρέμαμαι = ἀποκρέμαμαι *on.* *Vit. Nicol. S.* 873 C, πρός τι.

ἐναποκρύπτω = ἀποκρύπτω *in.* *Strab.* 15, 3, 7, p. 730. *Clem. A.* I, 257 B. *Orig.* I, 353 A.

ἐναπόκρυφος, ον, = ἀπόκρυφος. *Epiph.* I, 213 B.

ἐναποκτείνω = ἀποκτείνω. *Basil.* III, 165 A.

ἐναποκυβεύω (ἀποκυβεύω) = ἐναποκινδυνεύω. *Diod.* 16, 78.

ἐναποκυέω = ἀποκυέω *in.* *Basil.* I, 157 B.

ἐναπολαύω = ἀπολαύω. *Plut.* II, 824 E.

ἐναπολείπω = ἀπολείπω *in.* *Philon* I, 8, 26. *Xenocr.* 58. *Plut.* II, 1053 B, et alibi.

ἐναπολούω = ἀπολούω *in.* *Athen.* 2, 17.

ἐναπομαραίνομαι (μαραίνω) = ἀπομαραίνομαι *in* or *on.* *Orib.* II, 237, 10. *Lyd.* 301, 11 -ανθῆναι τοῖς φυτοῖς.

ἐναπομάσσω (ἀπομάσσω), *to make an impression on, to stamp.* *Philon* I, 257, 40. *Plut.* II, 99 B.

ἐναπομεμαγμένως (ἐναπομάσσω), adv. *by receiving an impression.* *Sext.* 581, 6.

ἐναπομένω = ἀπομένω *in* or simply ἀπομένω. *Clem. A.* I, 721 A. *Hippol.* Haer. 44, 13. *Andr. C.* Method. 1332 D, *to remain,* in subtraction. *Stud.* 1733 D, ἔξω.

ἐναπομύσσομαι or ἐναπομύττομαι = ἀπομύσσομαι *in.* *Plut.* II, 1128 B.

ἐναποξύω = ἀποξύω, ἀποξέω. *Clem. A.* II, 344 A.

ἐναποπήγνυμι = ἀποπήγνυμι. *Athan.* I, 652 C.

ἐναποπλέω = ἀποπλέω *in.* *Porph.* Adm. 77, 7.

ἐναποπνέω = ἀποπνέω *in* or *on.* *Diod.* 13, 89. *Plut.* I, 230 C. *Anton.* 5, 4. *Lucian.* I, 854, τῷ αὐλῷ.

ἐναποπνίγω = ἀποπνίγω *in.* *Martyr. Poth.* 1445 A. *Athen.* 7, 127, p. 325 D. *Euagr. Scit.* 1228 C.

ἐναπορέω = ἀπορέω. *Polyb.* 29, 11, 6. *Sext.* 692, 19, τινί, to propound a poser.

ἐναπορρίπτω = ἀπορρίπτω. *Diosc.* Eupor. 1, 71. *Eus* II, 753 B. *Philostrg.* 553 D.

ἐναποσβεστέον = δεῖ ἐναποσβέσαι. *Clem. A.* I, 464 C.

ἐναποσημαίνω = ἀποσημαίνω ἐν. *Philon* I, 291, 13. *Plut.* I, 480 A. *Clem. A.* II, 325 B.

ἐναποσκηπτικός, ή, όν, (ἐναποσκήπτω) *falling upon, attacking, violent.* *Cass.* 150, 23. 27, πυρετός.

ἐναποσκήπτω = ἀποσκήπτω *in* or *on.* *Cass.* 155, 22. *Orig.* III, 900 D.

ἐναποσκοπέω = ἀποσκοπέω. *Gregent.* 776 D.

ἐναποσφάττω = ἀποσφάττω *in* or *on.* *Jos.* B. J. 5, 13, 1.

ἐναποσφραγίζω (ἀποσφραγίζω), *to impress on, to stamp upon.* *Achill. Tat.* 5, 13. *Sext.* 57, 11. *Athenag.* 953 A. *Clem. A.* I, 224 B. II, 421 A. *Hippol.* Haer. 418, 6.

ἐναποσφράγισμα, ατος, τὸ, *impression, stamp.* *Clem. A* I, 1053 C.

ἐναποτείνομαι = ἀποτείνομαι, *to pretend.* *Orig.* I, 1433 A.

ἐναποτέμνω = ἀποτέμνω. *Strab.* 2, 5, 27.

ἐναποτήκω = ἀποτήκω *in* or *into.* *Galen.* XIII, 40 E.

ἐναποτίθημι = ἀποτίθημι *in.* *Diod.* II, 569, 13.

ἐναποτυπόω (ἀποτυπόω), *to impress upon.* *Plut.* II, 3 F. *Heges.* 1316 B. *Philon Carp.* 48 A.

ἐναποτυπωτέον = δεῖ ἐναποτυποῦν. *Clem. A.* I, 633 B.

ἐναπουρέω = ἀπουρέω *in.* *Philostrg.* 549 A.

ἐναποφαίνω = ἀποφαίνω. *Ael.* N. A. 13, 6.

ἐναποψάω = ψάω *on.* *Schol. Arist.* Ach. 843.

ἐναποψύχω = ἀποψύχω *in.* *Greg. Naz.* II, 545 C. III, 297 A, ταῖς χερσίν. *Damasc.* II, 272 D.

by Micros

ἐναράομαι = καταράομαι. *Orig.* III, 566 A.

ἐνάρετος, ον, (ἀρετή) *virtuous*; a Stoic term. *Jos.* B. J. 6, 1, 8, p. 373. *Ignat.* 697 B. *Epict.* Frag. 159. *Just.* Apol. 1, 4. 12. *Phryn.* 328. *Sext.* 50, 31, et alibi. *Clem. A* I, 724 A. II, 389 A. 429 B.

ἐναρέτως, adv. *virtuously*. *Inscr.* 2771, I, 7. *Just.* Apol. 1, 21. 2, 9.

ἔναρθρος, ον, (ἄρθρον) *having joints, jointed*. *Aret.* 56 B —**2.** *Articulate* sound; opposed to ἄναρθρος. *Diod.* 3, 17. *Dion. H.* V, 71, 11. *Babr.* Prooem. 7. *Philon* I, 30, 4. *Plut.* II, 722 C. 973 A. *Sext.* 347, 23. 608, 25.

ἐναρθρόω (ἔναρθρος), *to render articulate*. *Epiph.* III, 73 B.

ἐναρμογή, ῆς, ἡ, (ἐναρμόζω) *insertion* of a surgical instrument. *Antyll.* apud *Orib.* II, 426, 4.

ἐναρμονίως (ἐναρμόνιος), *harmoniously*. *Hippol.* Haer. 70, 31.

ἔναρξις, εως, ἡ, (ἐνάρχομαι) = ἀρχή, *beginning*. Pseudo-*Jacob.* Liturg. 35. 36. *Simoc.* 43, 4. *Theoph.* 447, 10. *Stud.* 1705 D.

ἐναρτύω = ἀρτύω, food. *Galen.* VI, 398 A.

ἐναρχία, ας, ἡ, (εἷς, ἄρχω) = μοναρχία. Pseudo-*Dion.* 641 A.

ἐναρχικός, ή, όν, = μοναρχικός. Pseudo-*Dion.* 641 A. 700 A.

ἔναρχος, ον, (ἀρχή) *in office*. *App.* II, 22, 48.

*ἐνάρχω = ἄρχω, *to rule*. *Inscr.* 2350 (Ætolic). —**2.** Mid. ἐνάρχομαι = ἄρχομαι, *to begin*. *Sept.* Num. 16, 47. Deut. 2, 24. 25. *Polyb.* 3, 54, 4, et alibi. *Paul.* Cor. 2, 8, 6 as v. l. Gal. 3, 3. Phil. 1, 6.

ἐνασελγαίνω = ἀσελγαίνω *in*. *Diod.* II, 527, 58. *Poll.* 8, 75.

ἐνασθενέω = ἀσθενέω *in*. *Basil.* III, 321 C.

ἐνασκέω (ἀσκέω), *to train* or *exercise in*. *Philon* I, 448, 1. II, 574, 36 -θῆναι τινι. — **2.** Intransitive, sc. ἑαυτόν, *to be trained, to train one's self*. *Polyb.* 1, 63, 9, ἔν τινι.

ἐνασμενίζω (ἀσμενίζω), *to be pleased with*. *Philon* I, 36, 39. II, 259, 34. *Cornut.* 117.

ἐνασπάζομαι = ἀσπάζομαι. *Plut.* II, 987 E.

ἐναστράπτω = ἀστράπτω *in*. *Philon* I, 448, 6. 364, 4. *Poll.* 10, 43. *Iambl.* Myst. 125, 8. *Cyrill. A.* II, 56 A, ἔν τινι.

ἔναστρος, ον, *among the stars*. Classical. *Hermes Tr.* Poem. 31, 15.

ἐνασφαλίζομαι = ἀσφαλίζομαι. *Epiph.* II, 280 B.

ἐνασχημονέω = ἀσχημονέω *in*. . *Philon* I, 154, 11. *Plut.* I, 582 C. II, 336 B. *Lucian.* II, 776.

ἐνασχολέω = ἀσχολέω *in*. *Polyb.* 9, 17, 1.

ἐνατενίζω = ἀτενίζω *at* or *on*. *Sept.* Macc. 3, 5, 30. *Diod.* 3, 39 as v. l. *Nicom.* 134. *Just.* Apol. 1, 42. Tryph. 3, p. 480 A. *Sext.* 12, 11. *Orig.* IV, 296 A.

ἐνατένισις, εως, (ἐνατενίζω) *a gazing on*. *Basil.* I, 496 B. *Procl.* Parmen. 598 (207).

ἐνατενισμός, οῦ, ὁ, = preceding. *Basil.* I, 401 C.

ἐνατρεμέω = ἀτρεμέω. *Themist.* 62, 18.

ἔνατμος, ον, (ἀτμός) *full of steam*. *Diod.* 2, 49, p. 161, 36.

ἐναττικίζω = ἀττικίζω *in*. *Philostr.* 665, *to sing as in Attica*.

ἐναύγασμα, ατος, τό, (ἐναυγάζω) *illumination*. *Philon* I, 88, 38.

ἐναυγής, ές, (αὐγή) *illuminated*. *Cyrill. A.* II, 521 D.

ἐναυθεντέω = αὐθεντέω. *Basil.* III, 1024 C.

ἐναύλιον, ου, τό, (αὐλή) *villa*. *Pallad.* Laus. 1066 A.

ἐναύλισμα, ατος, τὸ, (ἐναυλίζω) *habitation, abode*. *Artem.* 360.

ἐναυλισμός, οῦ, ὁ, = τὸ ἐναυλίζειν. *Cyrill. A.* I, 637 A.

ἐναυλιστήριος, ον, *habitable*. *Antip. S.* 27, 13.

ἔναυσις, εως, ἡ, (ἐναύω) *a kindling*. *Plut.* I, 485 A. *Clem. A.* II, 388 D.

ἐναυχένιος, ον, (αὐχήν) *round the neck*. *Antip. S.* 84.

ἐναυχέω = αὐχέω. *Philon* I, 422, 49.

ἐναφανίζω = ἀφανίζω. *Cleomed.* 96, 7. *Strab.* 1, 3, 3. *Philon* II, 100, 27. 118, 18. *Plut.* II, 968 B. *Basil.* III, 421 B, τινί.

ἐνάφορμος, ον, incorrect for εὐάφορμος? *Cyrill. A.* III, 1172 A.

ἐναφροδισιάζω = ἀφροδισιάζω. *Aristaen.* 74, 5, τῇ κόρῃ.

ἐνδαίνυμαι = δαίνυμαι. *Athen.* 7, 5.

ἔνδακρυς, υ, (δάκρυ) *in tears, tearful*. *Jos.* Ant. 1, 19, 5. *Lucian.* I, 7.

ἐνδαπανάω = δαπανάω. *Basil.* I, 140 C. *Caesarius* 1097. *Pallad.* Vit. Chrys. 87 D. *Andr. C.* 1001 B.

ἐνδαψιλεύομαι = δαψιλεύομαι. *Heliod.* 8, 14. *Simoc.* 139, 15.

ἐνδεής, ές, *wanting, wishing, desiring*, or *desirous*. *Herm.* Vis. 3, 1 Ἐνδεὴς καὶ σπουδαῖος εἰς τοῦ γνῶναι πάντα.

ἔνδεια, ας, ἡ, *retrenchment*, in grammar; as in αἶα, πατρός, ξερός, = γαῖα, πατέρος, ξηρός; opposed to πλεονασμός. Its parts are ἀφαίρεσις, ἄρσις, συστολή, συγκοπή, συναλοιφή. *Tryph.* 3.

ἐνδείκτης, ου, ὁ, (ἐνδείκνυμι) L. *index, delator, quadruplator, accuser*. *Sept.* Macc. 2, 4, 1. *Oenom.* apud *Eus.* III, 364 C. *Philostr.* 621. *Synes.* 1516 A.

ἐνδεικτιάω, *to show off*. *Nil.* 208 C.

ἐνδεικτικός, ή, όν, *indicative*. *Poll.* 4, 96. *Galen.* II, 25 C. 253 A. *Sext.* 79, 22. 226, 10. 318, 24. *Clem. A.* I, 369 A.

by Micros

ἐνεργητικῶς, adv. *actively*. *Sext.* 239, 30. — **2.** *Actively*, in grammar; opposed to παθητικῶς. *Apollon. D.* Synt. 276, 20. *Phryn.* P. S. 7, 7.

ἐνεργοβατέω = ἐνεργῶς βατέω? Pseudo-*Lucian.* III, 588.

ἐνεργολαβέω = ἐργολαβέω *in*. *Poll.* 8, 30. *Orig.* I, 884 A, τῇ πλάνῃ.

ἐνεργῶς (ἐνεργής), adv. *efficaciously*. *Diosc.* 1, 11.

ἐνερευθής, ές, = ἐρευθής, ἐρευθήεις. *Polyb.* 32, 9, 8. *Cic.* Att. 12, 4. *Strab.* 3, 1, 5, p. 211, 6. *Philon* I, 380, 3. *Diosc.* 1, 132, p. 126. *Soran.* 258, 2. *Antyll.* apud *Orib.* II, 58, 11.

ἐνερόχρως, ωτος, ὁ, (ἔνεροι, χρώς) *pale as a corpse*. *Alciphr.* 1, 3.

ἐνεστιάομαι = ἑστιάομαι *in*. *Lucian.* II, 410.

ἐνεστώς, see ἐνίστημι.

ἐνευθηνέομαι = εὐθηνέω *in*. *Phot.* III, 81 C.

ἐνευημερέω = εὐημερέω *in*. *Plut.* II, 665 D, et alibi.

ἐνευκαιρέω = εὐκαιρέω *in*. *Philon* I, 309, 23. 387, 3. *Greg. Nyss.* II, 253 D.

ἐνευλογέω, ήσω, (εὐλογέω) *to bless in*. *Sept.* Gen. 12, 3 -σθαι ἔν τινι. Ps. 71, 17.

ἐνευρύνω = εὐρύνω *in*. *Cyrill. A.* I, 156 B.

ἐνευστομέω = εὐστομέω *in*. *Philostr.* 870.

ἐνευσχημονέω = εὐσχημονέω *in*. *Hierocl.* C. A. 44, 4.

ἐνευσχολέω = εὐσχολέω *in*. *Lucian.* II, 436.

ἐνευτρεπής, ές, = εὐτρεπής. *Chron.* 733, 11.

ἐνευτυχέω = εὐτυχέω *in*. *Aristid.* I, 179.

ἐνευφημέω = εὐφημέω. *Eus.* III, 541 B.

ἐνευφραίνω (εὐφραίνω), *to delight*. *Simoc.* 27, 14. — Mid. ἐνευφραίνομαι, *to rejoice in*. *Sept.* Prov. 8, 31, ἐν υἱοῖς ἀνθρώπων. *Philon* I, 231, 11. 335, 34.

*ἐνεύχομαι = εὔχομαι. *Inscr.* 2448, I, 14. *Synes.* 1413 B.

ἐνευωχέομαι = εὐωχέομαι *in*. *Strab.* 17, 1, 15. *Synes.* 1369 C.

ἐνεχυράζω, *to take in pledge*. Classical. [*Sept.* Job 24, 3 ἠνεχύρασαν.]

ἐνεχύρασμα, ατος, τὸ, (ἐνεχυράζω) *pledge*, a thing pawned. *Sept.* Ex. 22, 26. Ezech. 33, 15.

ἐνεχυρασμός, οῦ, ὁ, = ἐνεχυρασία, *a pledging, pledge*. *Sept.* Ezech. 18, 7. *Plut.* I, 215 D.

ἐνεχυριάζω = ἐνεχυράζω. *Polyb.* 6, 37, 8. *Antec.* 4, 6, 7.

ἐνεχυρίασμα = ἐνεχύρασμα. *Apocr.* Act. Philipp. 9.

ἐνεχυρίζω, ίσω, (ἐνέχυρον) *to give in pledge; to promise*. *Aster.* 325 B, σοὶ ὅτι γενήσῃ τοιοῦτος.

ἐνεχυριμαῖον, ου, τὸ, = ἐνέχυρον. *Phryn.*

ἐνεχύρως (as if from ἐνέχυρος), adv. *safely, in safety*. *Arr.* P. M. E. 43, θεωρεῖσθαι.

ἐνζάω = ζάω. *Philon* I, 65, 22.

ἐνζήτησις, εως, ἡ, = ζήτησις. *Orig.* I, 761 B.

ἔνζυμος, ον, (ζύμη) *leavened;* opposed to ἄζυμος. *Damasc.* II, 392 C. *Cerul.* 745 A.

ἐνζώγραφος, ον, (ζωγραφέω) *painted* picture. *Epiph.* I, 373 C ἐνζωγράφους.

ἔνζῳδος, ον, (ζῴδιον) *having figures of animals* painted or carved upon it. *Theoph. Cont.* 896.

ἐνζωνίζομαι (ζώνη) = ἐν ἄξονι στρέφομαι? *Plut.* II, 896 A.

ἐνζώννυμι = ζώννυμι. *Plut.* I, 470 B.

ἐνήδομαι = ἥδομαι *in*. *Orig.* I, 993 A.

ἐνηδόνως (ἡδονή), adv. *pleasurably*. *Diod.* 4, 78 as v. l. *Clim.* 972 A.

ἐνηδύνω = ἡδύνω. Pseudo-*Lucian.* III, 588. *Ephr.* I, 15 F.

ἐνηδυπαθέω = ἡδυπαθέω *in*. *Philon* II, 326, 44.

ἐνήλικος, ον, (ἧλιξ) *of age*. *Inscr.* 1625, 51. *Plut.* I, 984 D. II, 184 B.

ἐνηλόω = ἡλόω *in*. Pseudo-*Chrys.* II, 817 C.

ἐνημερεύω = ἡμερεύω ἐν. *Diod.* 17, 70.

ἐνηρεμέω = ἠρεμέω *in*. *Philon* I, 465, 43. II, 50, 4. 140, 6.

ἐνήρης, ες, (ἐρέσσω) *furnished with oars*, as a vessel. *Plut.* I, 467 C, et alibi.

ἐνησυχάζω = ἡσυχάζω *in*. *Philon* II, 140, 5.

ἐνηχέω = ἠχέω *in*. *Plut.* II, 589 D. *Aret.* 4 C. *Epiph.* I, 1037 A.

ἐνήχημα, ατος, τὸ, = ἤχημα. *Iambl.* V. P. 132.

ἐνήχησις, εως, ἡ, (ἐνηχέω) *sound: report*. *Epiph.* I, 229 C. 361 A. 476 A. 996 A.

ἔνηχος, ον, (ἦχος) *sounding;* opposed to ἄνηχος. *Hippol.* Haer. 240, 22. *Athen.* 14, 38. — **2.** *Instructed?* *Sept.* Sir. Prol. 9 as v. l.

ἔνθα, for ᾧ, *wherewith*, denoting the *instrument*. *Joann. Mosch.* 2949 B Μετὰ τὸ καῦσαι αὐτὸν τὸν φοῦρνον οὐχ εὗρεν ἔνθα ὤφειλεν σφογγίσαι τὸν φοῦρνον, *after he had heated the oven, he could not find that* (the mop) *with which he should clean the oven.*

ἐνθάδιον, ου, τὸ, = ἴντυβος? *Geopon.* 12, 1, 3.

ἐνθάδιος, α, ον, (ἔνθα, ἐνθάδε) *belonging here, made here, home-made, of domestic manufacture*. *Porph.* Cer. 473.

ἐνθαλασσεύω or ἐνθαλαττεύω (θαλασσεύω), *to live at sea*. *Philon* II, 8, 25. *Poll.* 1, 121. *Clem. A.* I, 424 A. *Dion. Alex.* 1253 A.

*ἐνθάλασσος, ον, (θάλασσα) *by the sea*, on the sea-shore. *Athen. Arch.* 9.

ἐνθάπτω (θάπτω), *to bury in*. *Diod.* 1, 66. *Dion. H.* II, 958, 5. *Plut.* II, 282 F. [*Arr.* Anab. 7, 1, 6 ἐντεθάφθαι.]

ἐνθεαστικῶς (ἐνθεαστικός), adv. *rapturously. Lucian.* II, 413. *Procl.* Parm. 530 (96).

ἐνθεματίζω, ίσω, (ἔνθεμα) *to insert* a graft, *to engraft. Epiph.* II, 569 A. *Geopon.* 10, 23, 4. 10, 76, 1.

ἐνθεματισμός, οῦ, ὁ, *insertion. Clem. A.* I, 364 A, νοῦ, = νουθέτησις.

ἐνθέμιον, ου, τὸ, *the socket* of a candlestick? *Sept.* Ex. 38, 16.

ἔνθεν, adv. *hence. Sept.* Dan. 12, 5 Ἔνθεν καὶ ἔνθεν, *on each side.*

ἐνθεότιμος, ον, = θεότιμος. *Sibyll.* 5, 268.

ἔνθεσις, εως, ἡ, = ἔνθεμα, *graft. Geopon.* 10, 37, 1, et alibi.

ἔνθεσμος, ον, (θεσμός) = ἔννομος, *lawful. Sept.* Macc. 3, 2, 21. *Plut.* I, 527 B.

ἐνθέσμως, adv. = ἐννόμως. *Synes.* 1413 D.

ἐνθεσπίζω = θεσπίζω *in. Eus.* IV, 444 A.

ἐνθετέον = δεῖ ἐνθεῖναι. *Plotin.* I, 41, 3. *Geopon.* 6, 1, 4.

ἐνθεωρέω = θεωρέω *in. Nicom.* 91. *Greg. Nyss.* III, 1092 C. *Max. Conf.* II, 28 A.

ἐνθέως (ἔνθεος), adv. *in an inspired manner. App.* I, 132, 24. *Poll.* 1, 22. *Orig.* I, 1316 B.

ἐνθήκη, ης, ἡ, (ἐντίθημι) entheca, *stock, stores, provisions. Philon* II, 525, 39. *Artem.* 341. *Symm.* Gen. 41, 36. *Epiph.* I, 1045 A, *cargo. Cassian.* I, 170 A. — **2.** *Funds, capital,* = ἀφορμή. *Phryn.* 223. *Argum. Dem.* Phorm. 944. *Basil.* III, 320 C.

ἐνθηκόω, ώσω, *to locate. Iren.* 636 B.

ἐνθηλυπαθέω, ήσω, (θῆλυς, παθεῖν) *to be effeminate. Jos.* B. J. 4, 9, 10.

ἐνθησαυρίζω = θησαυρίζω. *Damasc.* I, 1241 B.

ἔνθλασις, εως, ἡ, (ἐνθλάω) *a pressing in. Ael.* N. A. 16, 22.

ἔνθλασμα, ατος, τὸ, = preceding. *Galen.* XIII, 890 A .

ἐνθλιπτικῶς (ἐνθλίβω), adv. *by pressing downward. Sext.* 137, 16.

ἔνθλιψις, εως, ἡ, *a pressing in. Galen.* VII, 415 E.

ἔνθολος, ον, = θολός, *turbid. Achmet.* 78. 172. 193.

Ἐνθουσιασταί, ῶν, οἱ, (ἐνθουσιάζω) *Enthusiastae* = Μεσσαλιανοί, Εὐχῖται. *Theod.* III, 1144 A. *Tim. Presb.* 48 A. *Theoph.* 99, 11.

ἐνθουσιώδης, ες, (ἔνθους, ΕΙΔΩ) L. *fanaticus, enthusiastic. Dion. H.* V, 5, 1. *Philon* II, 164, 17. *Plut.* I, 53 A, et alibi.

ἐνθουσίωσις, εως, ἡ, = ἐνθουσιασμός. *Epiph.* II, 801 B.

ἐνθρηνέω = θρηνέω *in. Aristid.* I, 428, 19. *Macar.* 228 A.

ἐνθροέω = θροέω. *Genes.* 106, 18.

ἐνθρόμβωσις, εως, ἡ, = θρόμβωσις. *Antyll.* apud *Orib.* II, 49, 4.

ἐνθρονιάζω, άσω, = ἐνθρονίζω. *Euchol.* p. 184. — **2.** *To consecrate* a church. *Stud.* 1089 D. *Nic. CP.* 860 C. *Epiph. Mon.* 261 B. *Codin.* 89, 15. 148.

ἐνθρονίασις, εως, ἡ, = ἐνθρονισμός. *Steph. Diac.* 1077 A.

ἐνθρονιασμός, οῦ, ὁ, = ἐνθρονισμός. *Chal.* 1568 B. 1613 A. — **2.** *Consecration* of a holy table. *Euchol.*

ἐνθρονιαστικός, ή, όν, = ἐνθρονιστικός. *Damasc.* II, 76 B. C, λόγοι, = ἐνθρονιστικαὶ συλλαβαί. — **2.** Substantively, τὸ ἐνθρονιαστικόν, *the enthronization fee,* paid by the bishop ordained. *Justinian.* Novell. 123, 3.

ἐνθρονίζω, ίσω, (θρόνος) *to enthrone, install. Sept.* Esth. 1, 2 as v. l. *Diod.* II, 595, 97 -σθαι τοῖς βασιλείοις. *Clem. A.* I, 253 B. *Hippol.* 632 A. 865 D. — **2.** In ecclesiastical Greek, it is commonly used with reference to the *enthronization* of bishops. *Greg. Naz.* III, 1247 A. *Pallad.* Vit. Chrys. 54 F. *Socr.* 217 B. *Chal.* 1608 A. *Theod.* IV, 88 C. *Theod. Lector* 193 A. *Joann. Mon.* 301 D. *Euagr.* 2608 B. — **3.** *To consecrate* a holy table. *Euchol.*

ἐνθρονισμός, οῦ, ὁ, (ἐνθρονίζω) *enthronization* of a bishop. *Chal.* 1568 B. — **2.** *Consecration* of a church. *Balsam.* ad Concil. VI, 31, ἐκκλησίας.

ἐνθρονιστής, οῦ, ὁ, *one that enthrones. Greg. Naz.* III, 1156 A. 1164 A.

ἐνθρονιστικός, ή, όν, (ἐνθρονίζω) *inaugural. Euagr.* 4, 4, p. 2708 A, συλλαβαί, *inaugural letters,* letters sent by a newly ordained patriarch to the other patriarchs. They were expected to contain the doctrinal opinions of the writer.

ἔνθρονος, ον, = ἐν θρόνῳ. *Eus.* IV, 17 B.

ἐνθυμέομαι = ἐπιθυμέω. *Sept.* Deut. 21, 11.

ἐνθυμημάτιον, ου, τὸ, *little* ἐνθύμημα. *Gell.* 16, 1.

ἐνθύμησις, εως, ἡ, *Enthymesis,* the abortion of σοφία; called also Ἀχαμώθ; a Valentinian figment. *Iren.* 456 A. 460 A. 473 A. 480 A. *Tertull.* II, 556 B. (Compare *Plotin.* I, 380, 15.) — **2.** *Enthymesis* = σιγή, the spouse of βυθός. *Doctr. Orient.* 657 A.

ἐνθυμιάω = θυμιάω. *Synes.* 1500 C.

ἐνθύομαι = θύω, θύομαι. *Zos.* 77, 1.

ἐνθυσιάζω = θυσιάζω. *Sibyll.* 5, 355.

ἐνθωκεύω = ἐνθακέω. *Method.* 76 D.

ἔνι = ἐστί, est, *is, exists. Sept.* Sir. 37, 2. *Paul.* Cor. 1, 6, 5. Gal. 3, 28. Col. 3, 11. *Jacob.* 1, 17. *Polem.* 270. *Method.* 405 C. *Palaeph.* 14, 1 Τὸ δὲ ἀληθὲς ἔνι τοιοῦτον. *Epiph.* I, 948 B Οὐκ ἔνι ἐκεῖ ἐκκλησία Χριστιανῶν ἐν Θυατείρῃ. *Ephes.* 977 B. *Chal.* 1508 C. *Const.* (536), 1153 A Τίς ἔνι Νεστόριος ἐγὼ οὐκ οἶδα, *for my part, I know not who Nestorius is;* I care not a straw about Nestorius. 1149 A. 1212 B Ἡ σύγκλητος

by Microso

ὀρθόδοξος ἔνι. *Apophth.* Johann. Colob. 40. Xoius 1. *Joann. Mosch.* 2985 D Τί ἔνι, ἀββᾶ Ζώσιμε; *what now, father Zosimus? what is the matter? Chron.* 721, 19 Ἄλλως γὰρ ὑμᾶς οὐκ ἔνι σωθῆναι, *for ye cannot be saved otherwise.*

ἐνιαῖος, α, ον, (εἷς), L. unicus, *single, one and no more. Aristid. Q.* 5. *Diog.* 7, 35. *Orig.* VII, 204 A. *Iambl.* Myst. 265, 5. Mathem. 215. *Did. A.* 496 A. *Procl.* Parm. 564 (151).

ἐνιαίως, adv. L. unice, *singly. Did. A.* 492 A. *Procl.* Parm. 589 (192). 634 (44). 663 (9).

ἐνιάκις, adv. = ἐνίοτε. *Soran.* 248, 17. *Eus.* III, 729 B.

ἐνιαυσιαίως (ἐνιαυσιαῖος), adv. *annually. Ptol.* Tetrab. 91.

ἐνιαύσιος, α, ον, *yearly.* — Substantively, τὰ ἐνιαύσια, *anniversary,* funeral prayers offered a year after the burial. *Const. Apost.* 8, 42. (See also τρίτα, ἔννατα, τεσσαρακοστά.)

ἐνιαυτός, οῦ, ὁ, *year. Sept.* Lev. 25, 29, ἡμερῶν. Reg. 1, 1, 7. 1, 7, 16. 3, 10, 25. Macc. 1, 4, 59 Ἐνιαυτὸν κατ' ἐνιαυτόν, *year by year. Diod.* 12, 36 Ὁ μέγας ἐνιαυτός, *the great year. Jos.* Ant. 1, 3, 9. *Plut.* II, 892 C. *Galen.* II, 39 E. *Sext.* 747, 27. *Achill. Tat.* 956 C. *Clem. A*, II, 368 A. *Hippol.* Haer. 270, 23. *Anatol.* 236 B. [*Inscr.* 2448, VI, 25 ΚΑΘΕΝΙΑΥΤΟΝ = καθ' ἐνιαυτόν.]

ἐνιαχόθι, adv. = ἐνιαχοῦ. *Philostrg.* 601 B.

ἐνίζημα, ατος, τὸ, (ἐνιζάνω) *seat. Clem. A.* II, 396 C.

ἑνίζω, ίσω, (εἷς) *to make one. Greg Naz.* III, 1074 A Ἡ τριὰς πάλιν ἑνίζεται. *Procl.* Parm. 597 (206). Pseudo-*Dion.* 589 C. *Justinian.* Monoph. 1105 C. *Nicet. Byz.* 748 C.

***ἑνικός**, ή, όν, (εἷς) L. *singularis, singular,* in grammar. *Chrysipp.* apud *Diog.* 7, 192. *Dion. Thr.* 632, 10. 635, 29. *Dion. H.* VI, 791, 7. 802, 12. *Tryph.* 33, ἀριθμός. *Lesbon.* 172 (185). *Apollon. D.* Pron. 273 C. 301 B, εὐθεία. *Sext.* 546, 14. 632, 8.

ἑνικῶς, adv. L. *singulariter, singly. Greg. Naz.* II, 417 B.

ἐνιλλώπτω (ἰλλώπτω) = διὰ τῶν ὀφθαμῶν βλεφαρίζειν, *to wink, ogle. Clem. A.* I, 645 A.

ἐνιλύω = ἐνειλέω. *Moschn.* 68.

ἑνίπους, ουν, (εἷς, πούς) = μονόπους. Coined by *Schol. Arist.* Ran. 293.

ἐνιππάζομαι = ἱππάζομαι ἐν. *Plut.* I, 419 F. *Arr.* Anab. 2, 6, 3.

ἐνιππομαχέω = ἱππομαχέω ἐν. *Dion. H.* I, 263, 10 as v. l.

ἐνίστημι = ἵστημι *in.* — **2.** Participle, ὁ ἐνεστώς or ἐνεστηκώς, sc. χρόνος, *the present tense. Dion. Thr.* 638, 22. *Plut.* II, 1081 D. *Drac.* 31, 19. *Sext.* 652, 26 (*Aristot.* Topic. 2, 4, 8 παρὼν χρόνος). *Theodos.* 1013, 16 Ἐνεστὼς συντελικός, = παρακείμενος, *present.*

ἐνίστορος, ον, (ἱστορία) *painted, represented in a picture. Epiph. Mon.* 261 D.

ἐνίσχυσις, εως, ἡ, (ἐνισχύω) *a strengthening. Epiph.* II, 301 B.

ἐνκόλπιος, see ἐγκόλπιος.

ἐνκριτήριος, ον, (ἐγκρίνω, κριτής) quid? *Inscr.* 1104 Τοὺς ἐνκριτηρίους οἴκους.

ἐνλιμενιστής = ἐλλιμενιστής. *Afric.* Cest. 50.

ἐνλιμνάζω, see ἐλλιμνάζω.

ἐννάγραμμος, ον, (ἐννέα, γράμμα) *composed of nine letters. Mal.* 85, 7.

ἐνναγώνιος, ον, *with* ἐννέα γωνίαι. *Heron Jun.* 135, 13.

ἐνναδέκατος, η, ον, (ἐννέα, δέκατος) *nineteenth. Hermes Tr.* Iatrom. 439, 35.

ἐνναετηρίς, ίδος, ἡ, (ἐνναετής) *period of nine years. Plut.* II, 293 B. *Schol. Clem. A.* 778 B.

ἐνναετία, ας, ἡ, = preceding. *Pallad.* 1050 A.

ἐννάκις, adv. *nine times. Hippol.* Haer. 76, 40.

ἐννακισχίλιοι, αι, ων, = ἐννάκις χίλιοι, *nine thousand. Sept.* Macc. 2, 8, 24. 2, 10, 18. *Plut.* II, 416 B. *Heges.* 1316 A.

ἐννάκόσιοι, αι, α, *nine hundred. Sept.* Gen. 5, 5. Esdr. 1, 5, 12. *Polyb.* 26, 6, 9. *Plut.* II, 1047 D. *Sext.* 747, 30 ἐνακόσιοι. — Also ἐννεακόσιοι. *Theophil.* 3, 21. *Clem. A.* I, 849 B. *Chrys.* VII, 123 C.

ἐννακοσιοστός, ή, όν, *nine hundredth. Syncell.* 9, 19.

ἐννάλιος, α, ον, (ἐννέα) *worth nine* coins? *Porph.* Cer. 473, 6. (See also ἑξάλιος, ἑπτάλιος, ὀκτάλιος.)

ἐνναμηνιαῖος, see ἐννεαμηνιαῖος.

ἐννάμηνος, ον, = ἐννεάμηνος. *Clem. A.* II, 308 A.

ἐνναούγκιον, ου, τὸ, (ἐννέα, οὐγκία) novem unciae, *dodrans. Justinian.* Novell. 38, 1.

ἐνναταῖος, α, ον, (ἔννατος) *on the ninth day. Polyb.* 3, 53, 9. *Galen.* II, 192 B.

Ἔννατον, ου, τὸ, (ἔννατος) sc. σημεῖον, *the Ninth Ward,* one of the quarters of Alexandria. *Apophth.* 196 B. 253 B. 256 D. *Justinian.* Monoph. 1104 A. *Leont.* I, 1229 C. *Joann. Mosch.* 3048 A.

***ἔννατος**, η, ον, *ninth.* — Substantively, (**a**) ἡ ἐννάτη, sc. ὥρα, *the ninth canonical hour. Laod.* 18. *Const. Apost.* 8, 34. *Theod.* III, 1333 A Τὴν τῆς ἐννάτης ἐπετέλεσαν λειτουργίαν. — (**b**) τὰ ἔννατα, sc. ἱερά, *funeral offerings on the ninth day* after the burial. *Isae.* Menecl. 46 (37). 73, 26. *Aeschin.* 86, 4. *Poll.* 8, 146. — (**c**) τὰ ἔννατα, *funeral prayers offered on the ninth day* after the burial. *Const. Apost.* 8, 42. *Damasc.* II, 261 C. (See also *Eus.* IV, 936 D, and compare the Roman *coena novemdialis.*)

by Micro

ἐνναυλοχέομαι = ναυλοχέομαι *in*. *Dion C*. 50, 12, 7.

ἐνναυμαχέω = ναυμαχέω *in*. *Plut*. II, 1078 D.

ἐννεάβιβλος, ον, (ἐννέα, βίβλος) *consisting of nine books*. *Psell*. 926 A.

ἐννεαδικός, ή, όν, (ἐννεάς) L. nonarius, *of the number nine*. *Hippol*. Haer. 76, 50, κανών.

ἐννεαετηρίς, ίδος, (ἐννέα, ἔτος) *period of nine years*. *Syncell*. 308, 3.

ἐννεακαιδεκαετηρίς, ίδος, ἡ, (ἐννεακαίδεκα, ἔτος) *period of nineteen years*. *Gemin*. 813 B. *Diod*. 12, 36. *Galen*. II, 39 F. *Anatol*. 212 B.

ἐννεακαιδεκαέτης, ες, *of nineteen years: nineteen years old*. *Diod*. 2, 47. *Dion. H*. III, 1428, 12.

ἐννεακαιδεκάκις, adv. *nineteen times*. *Heron Jun*. 206, 2.

ἐννεακαιδεκαπλασίων, ον, *nineteen times as large*. *Plut*. II, 891 B. *Achill. Tat*. Isagog. 960 D.

ἐννεακαιεικάς, άδος, ἡ, (ἐννέα, εἰκάς) *the number twenty-nine*. *Cyrill. A*. X, 857 A.

ἐννεακαιτριακοντάμετρος, ον, = ἐννέα καὶ τριάκοντα μέτρων. *Schol. Arist*. Pac. 82.

ἐννεακισμύριοι, αι, α, (ἐννεάκις, μύριοι) *nine myriads*. *App*. I, 232, 64.

ἐννεακισχίλιοι, αι, α, = ἐννακισχίλιοι. *Sext*. 747, 30. *Ael*. V. H. 6, 12.

ἐννεακόσιοι, see ἐννακόσιοι.

ἐννεαμηνιαῖος, α, ον, = ἐννεάμηνος. *Nicom*. 47. *Modest*. 3285 B. *Petr. Sic*. 1304 B.—Also, ἐνναμηνιαῖος. *Caesarius* 1052.

ἐννεάς, άδος, ἡ, *the number nine*. *Nicom*. 97. *Theol. Arith*. 56. *Plut*. II, 744 A. *Porphyr*. V. Plotin. 78, 12, *the Enneades* of Plotinus.

ἐννεάστεγος, ον, (στέγη) building *of nine stories*. *Diod*. 20, 91.

ἐννεασύλλαβος, ον, (συλλαβή) *consisting of nine syllables*. *Heph*. 10, 5, μέτρον Σαπφικὸν ἢ Ἱππωνάκτειον.

ἐννεαφάρμακος, ον, (φάρμακον) enneapharcum, medicine *composed of nine ingredients*. *Cels. Med*. 5, 19, 10.

ἐννεάχειλος, ον, (χεῖλος) *with nine lips*. *Nicom*. 88.

εννεάχορδος, ον, (χορδή) *of nine strings*, as a musical instrument. *Athen*. 14, 38.

ἐννεάχωρος, ον, (χώρα) *of nine places* or *spaces*. *Theol. Arith*. 28.

ἐννεκρόω = νεκρόω *in*. *Plut*. II, 792 B. *Greg. Naz*. II, 236 C.

ἐννέμω = νέμω *in*. *Opp*. Hal. 1, 5. *Dion C*. 72, 3, 2.

ἐννενήκοντα, *ninety*. *Philon* I, 607, 27.

ἐννενηκονταδύο = ἐννενήκοντα δύο, *ninety-two*. *Sept*. Esdr. 1, 5, 15.

ἐννενηκονταεννέα = ἐννενήκοντα ἐννέα, *ninety-nine*. *Sept*. Gen. 17, 1 *Matt*. 18, 12. 13. *Luc*. 15, 4. 7.

ἐννενηκονταέξ = ἐννενήκοντα ἕξ, *ninety-six*. *Sept*. Jer. 52, 23.

ἐννενηκονταέτης, ες, (ἐννενήκοντα, ἔτος) *of ninety years*. *Philon* I, 606, 49. *Lucian*. I, 442. *Orig*. I, 589 C -τής.

ἐννενηκοντατέσσαρες, α, = ἐννενήκοντα τέσσαρες, *ninety-four*. *Clem. A*. I, 885 A.

ἐννενηκοστοτέταρτος, ον, (ἐννενηκοστός, τέτταρτος) *ninety-fourth*. *Afric*. 92 A.

ἐννεόω = νεόω land. *Geopon*. 3, 1, 9.

ἔννευμα, ατος, τὸ, = νεῦμα. *Sept*. Prov. 6, 13.

ἐννέω (νέω), *to swim in*. *Aristid*. I, 470, 18.

ἐννεωτερίζω = νεωτερίζω. *Phot*. III, 1089 A, in the use of language.

ἐννήρης, εος, ἡ, (ἐννέα) vessel *with nine banks of oars*. *Polyb*. 16, 7, 1. *Diod*. II, 496, 79. *Athen*. 5, 36.

ἐννήφω = νήφω. *Anton*. 1, 16.

ἐννήχομαι = νήφομαι *in*. *Philon* I, 693, 19. *Antyll*. apud *Orib*. I, 524, 5. *Orig*. I, 1072 A.

ἐννόημα, ατος, τὸ, (ἐννοέω) *thought, conception, idea*. *Sept*. Sir. 21, 11. *Dion. H*. V, 209, 8. 242, 2. *Aristeas* 21. *Philon* I, 206, 13. *Plut*. II, 882 D. E. *Galen*. II, 29 B. *Sext*. 108, 17. 461, 7. 9. *Clem. A*. II, 32 B. *Diog*. 7, 61.

ἐννοηματικός, ή, όν, *mental*. *Galen*. II, 25 E. *Basil*. III, 477 A, λόγος. Pseudo-*Just*. 1317 C.

ἐννοηματικῶς, adv. *mentally*. *Procl*. Parm. 632 (40).

ἐννοητής, οῦ, ὁ, *deviser*. *Hippol*. Haer. 84, 72.

ἔννοια, ας, ἡ, *thought, conception*. *Plut*. II, 1077 C Παρὰ τὴν ἔννοιαν, *contrary to reason*. *Galen*. II, 179 D. *Hippol*. 833 A Ὑπὲρ ἔννοιαν, *beyond conception* or *comprehension*.—**2.** In the Valentinian theogony, *the self-consciousness* of Bythus, called also σιγή, χάρις, ἐνθύμησις. *Iren*. 445 A.—For Simon's *ennoea*, appearing in Helena, see Id. 671 B. *Tertull*. II, 708 B.

Ἐννόμ, ὁ, *Hinnom*. *Sept*. Jer. 7, 31 Φάραγξ υἱοῦ Ἐννόμ, = Γέεννα.

ἔννομος, ον, *according to the Law, subject to the Law* of Moses. *Sept*. Sir. Prol. *Just*. Tryph. 4, p. 577 B, πολιτεία. *Clem. A*. II, 624 D.—**2.** *Skilled in the law*. *Did. A*. 272 A, Παῦλος, deeply versed in the Jewish law.

ἐννόμως, adv. *according to the Law*. *Just*. Tryph. 67.

ἐννοσσεύω = ἐννεοσσεύω. *Sept*. Ps. 103, 17. Jer. 22, 23, ἐν ταῖς κέδροις. *Diod*. 5, 43.

ἐννοσοποιέομαι (ποιέω) = ἐννεοσσεύω. Pseudo-*Jos*. Macc. 14, p. 515.

ἐννυκτερεύω (νυκτερεύω), *to pass the night in*. *Polyb*. 3, 22, 13 Ἐν τῇ χώρᾳ μὴ ἐννυκτερευέτωσαν. *Diosc*. 2, 91.

ἔννωθρος, ον, = νωθρός. *Diosc*. 1, 37.

by Microsc

ἔνογκος, ον, (ὄγκος) *bloated.* *Hermes Tr.* Iatrom. 389, 26.

ἐνόδιον, ου, τὸ, (ἐνόδιος) *prayer before starting on a journey.* *Greg. Naz.* III, 518 A.

ἑνοειδής, ές, (εἷς, ΕΙΔΩ) *simple, uniform.* *Nicom.* Harm. 25. *Iambl.* Myst. 168, 4. Adhort. 32. *Athan.* II, 345 B. 780 B. *Procl.* Parm. 540 (113). 641 (55).

ἑνοειδῶς, adv. *singly, simply, in one form.* *Nicom.* 74. *Iambl.* Myst. 8, 9. 53, 4. *Jul.* Frag. 200 A.

ἐνοικειόω (οἰκειόω) = εἰσοικειόω. *Sept.* Esth. 8, 1. *Diod.* 1, 93. *Plut.* II, 966 A.

ἐνοικείωσις, εως, ἡ, *an ingratiating.* *Clim.* 989 A.

ἐνοικιάζω, άσω, (ἐνοίκιον) *to let, rent, lease* a house. *Gregent.* 612 B -σθαι.

ἐνοικίδιος, ον, (ἐνοίκιος) *in* or *of the house.* *Poll.* 10, 156. *Clem. A.* I, 436 A, σκεύη. *Geopon.* 2, 47, 12, et alibi.

ἐνοικικός, ή, όν, (ἐνοίκιον) *pertaining to house-rent.* *Typic.* 79, *to be rented.* — Substantively, τὰ ἐνοικικά, *rent, house-rent.* *Theoph. Cont.* 429, 22.

ἐνοικιολόγος, ου, ὁ, (ἐνοίκιον, λέγω) L. *coenacularius, collector of rents.* *Artem.* 285. *Basilic.* 60, 4, 5, v. l. ἐνοικολόγος. *Gloss.*

ἐνοίκιον, ου, τὸ, *habitation.* *Dion. P.* 668.

ἐνοικουρέω (οἰκουρέω), *to dwell in, inhabit.* *Dion. H.* II, 1041, 10. *Lucian.* III, 65.

ἐνοινοφλύω (οἶνος, φλύω) = οἰνοφλυγέω. *Lucian.* II, 340.

ἐνολισθαίνω (ὀλισθαίνω), *to slip in.* *Plut.* I, 488 E. 632 C.

ἐνολκέω (ἕλκω) = προσορμίζω. *Martyr. Areth.* 45.

ἐνομιλέω = ὁμιλέω *in.* *Aristeas* 16. *Philon* I, 40, 4. 165, 16. 314, 34. *Plut.* II, 653 C.

ἐνομματόω = ὀμματόω. *Philon* I, 369, 12. 586, 43. 590, 43.

ἐνομόργνυμι = ὀμόργνυμι *in.* *Plut.* II, 1081 B.

ἐνοξίζω (ὀξίζω), *to become sour.* *Ignat.* 672 A.

ἑνοποιέω, ήσω, (ἑνοποιός), *to make one, to unite.* Classical. *Clem. A.* I, 756 B. II, 469 B. *Doctr. Orient.* 653 A.

ἑνοποιός, όν, (εἷς, ποιέω) *making one.* *Porphyr.* V. Pyth. 84. *Procl.* Parm. 541 (114). Pseudo-*Dion.* 120 B, δύναμις.

ἐνοπτρίζω, ίσω, (ἔνοπτρον) *to reflect* in a mirror. *Synes.* 1288 B. — **2.** Mid. ἐνοπτρίζομαι, **(a)** *to look in a mirror.* *Plut.* II, 696 A. *Clem. A.* I, 588 A. *Macar.* 497 B. — **(b)** *to see as in a mirror.* *Philon* I, 451, 38. *Clem. R.* 1, 36, ὄψιν αὐτοῦ. *Hippol.* 680 A. *Eus.* VI, 1000 B. *Basil.* II, 825 D.

ἐνόπτρισις, εως, ἡ, (ἐνοπτρίζομαι) *reflection in a mirror.* *Plotin.* I, 584, 14.

ἐνόρασις, εως, ἡ, (ἐνοράω) *a looking in* or *at.* *Clem. A.* II, 388 C.

ἐνορατικός, ή, όν, *capable of seeing into.* *Orig.* III, 800 B.

ἐνόρδινος, ον, (ὄρδινος) = ἐνδιάτακτος, *regular.* *Theoph.* 557.

ἐνορδίνως, adv. *regularly.* *Porph.* Adm. 103, 21.

ἐνόρειος, ον, (ὄρος) *on the mountains.* *Scymn.* 832, βίος.

ἐνορθιάζω = ὀρθιάζω. *Philon* II, 265, 42.

ἐνόριος, ον, (ὅρος) *within the limits.* *Poll.* 9, 8. *Eus.* II, 249 B Ταῖς ὑπὲρ τὴν ἐνορίαν φυγαῖς, = ὑπερορίαις. — **2.** Substantively, ἡ ἐνορία, *precincts: parish, diocese.* *Greg. Nyss.* III, 1001 A. *Cyrill. A.* X, 361 A. *Apocr.* Anaphor. Pilat. A, 4. *Apophth.* 237 B. *Justinian.* Cod. 1, 2, 26, § α΄. *Basil. Porph.* Novell. 319.

ἐνορκέω = ὁρκίζω. *Jos.* Ant. 8, 15, 4 -σθαι. *Porph.* Adm. 208, 18 Ἐνορκῶ σε εἰς τὸν θεὸν ἵνα ἀπέλθῃς.

ἐνορκίζω = ὁρκίζω. *Paul.* Thess. 1, 5, 27 Ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολήν

ἐνόρκιον, ου, τὸ, = ὅρκος. *Sept.* Num. 5, 21.

ἐνορκισμός, οῦ, ὁ, (ἐνορκίζω) *a binding by oath.* *Synes.* 1413 B.

ἐνόρκως (ἔνορκος), adv. *by oath.* *Sept.* Tobit 8, 20. *Poll.* 1, 39. *Athen.* 6, 108.

ἐνορμάω (ὁρμάω), *to rush in.* *Polyb.* 16, 28, 8, εἰς τοὺς ἐνεστῶτας καιρούς.

ἐνορμέω (ὁρμέω), *to be at anchor in* a harbor. *Polyb.* 16, 29, 13. *Philon* I, 523, 36. *Jos.* Ant. 15, 9, 6.

ἐνορμίζομαι = preceding. *Dion. H.* I, 142, 8. *Strab.* 5, 4, 6. *Philon* I, 327, 11. 670, 17, et alibi. *Poll.* 1, 101. *Dion C.* 50, 12, 7.

ἐνόρμιν for ἐνόρμιον, ου, τὸ, = ὁρμίσκος? *Inscr.* 4866 (A. D. 115).

ἐνόρμισμα, ατος, τὸ, (ἐνορμίζομαι) *anchorage.* *App.* II, 839, 30.

ἐνορμίτης, ου, ὁ, (ὅρμος) *in harbor.* *Antip. S.* 37. *Agath.* Epigr. 79, 9.

ἐνορύσσω = ὀρύσσω *in.* *Philostr.* 79.

ἐνορχέομαι = ὀρχέομαι ἔν τινι. *Alciphr.* 3, 65.

ἑνότης, ητος, ἡ, (εἷς) *oneness, unity.* Classical. *Paul.* Eph. 4, 3. 13. *Patriarch.* 1097 A. *Ignat.* 648 B. *Plut.* II, 769 F. *Epiphanes* apud *Iren.* 565 A et *Hippol.* Haer. 292, 2. *Athenag.* 909 A. 913 B. *Clem. A.* I, 200 C. *Doctr. Orient.* 676 A.

ἐνουλίζω (οὖλος), *to curl* the hair. *Alciphr.* Frag. 5.

ἐνουλισμός, οῦ, ὁ, (ἐνουλίζω) *the curling* of the hair. *Clem. A.* I, 560 C.

ἐνουράνιος, ον, = ἐν οὐρανῷ ὤν. *Iren.* 1245 A.

by Microsc

ἐνουρέω, *to be unable to retain urine.* *Diosc.* 3, 45 (52), p. 394. Eupor. 2, 101.

ἐνουρητής, οῦ, ὁ, = ὁ ἐνουρῶν. *Schol. Arist.* Eq. 400.

ενουσία, as, ἡ, *the being* ἐνούσιος. *Isid.* 1256 B.

ἐνούσιος, ον (οὐσία) *having* οὐσία. *Athan.* II, 152 A. 768 A. 801 B. *Basil.* I, 749 B. *Greg. Nyss.* II, 177 A. *Synes.* Hymn. 2, 37, p. 1592. *Cyrill. A.* X, 1060 A. *Psell.* 813 D. — **2.** *Rich, wealthy.* *Theoph.* 504, 18.

ἐνουσιόω, ώσω, *to render* ἐνούσιος. *Hippol.* 840 A. *Hierocl.* C. A. 29, 1.

*ἐνοφθαλμίζω, ίσω, (ὀφθαλμός) L. inoculo, *oculos impono, to inoculate, to bud.* *Theophr.* C. P. 5, 5, 4. *Geopon.* 10, 77, 1. 11, 18, 10.

ἐνοφθάλμισμα, ατος, τὸ, (ἐνοφθαλμίζω) = following. *Synes.* 1560 C.

ἐνοφθαλμισμός, οῦ, ὁ, L. inoculatio, *budding.* Classical. *Plut.* II, 640 B. *Clem. A.* II, 344 A. *Geopon.* 10, 75, 1. 10, 77, 1.

ἐνοχή, ῆς, ἡ, (ἐνέχω) L. *obligatio, obligation,* at law. *Psell.* 929 A. B.

ἐνοχλέω, *to trouble, to vex.* *Sept.* Gen. 48, 1 -σθαι, *to be sick.* — **2.** Pass. ἐνοχλοῦμαι, *to be vexed* with unclean spirits. *Luc.* 6, 18, ἀπὸ πνευμάτων ἀκαθάρτων. *Eus.* VI, 173 B. ὑπὸ δαιμόνων. *Max. Conf.* Schol. 168 D Οἱ ἐνοχλούμενοι = οἱ ἐνεργούμενοι. (See also ὀχλέω.)

ἐνόχλημα, ατος, τὸ, (ἐνοχλέω) *trouble, molestation, vexation.* *Orib.* II, 67, 4.

ἐνόχλησις, εως, ἡ, *annoyance.* *Diog.* 7, 14. 112, *ennui.*

ἐνοχλητέον = δεῖ ἐνοχλεῖν. *Clem. A.* I, 636 B.

ἔνοψις, εως, ἡ, = ἔποψις. *Themist.* 218, 7.

ἑνόω, ώσω, (εἷς) L. unio, *to unite.* *Diosc.* 2, 53, τὶ μετὰ ὕδατος. *Iren.* 465 A. 1228 A. *Sext.* 129, 8. 18. 130, 9. *Method.* 136 A. *Iambl.* Myst. 290, 11.

ἐνράσσω (ράσσω) = ἐνρήγνυμαι, *to dash against;* neuter. *Jos.* Ant. 5, 8, 10.

ἐνρήγνυμι (ρήγνυμι), *to break into.* *Philon* II, 514, 19 ἐνερράγη.

ἐνρήσσω (ρήσσω) = preceding. *Apollod. Arch.* 15.

ἔνριζος, ον, (ρίζα) *with the roots.* *Geopon.* 3, 4, 6, et alibi.

ἐνρίπτω = ρίπτω *in.* *Arr.* Anab. 6, 10, 4. *Dion C.* 74, 14, 6.

ἔνρυσσος, ον, = ρυσός. *Diosc.* 3, 109 (119).

ἐνσαλπίζω = σαλπίζω *in.* *Galen.* XIII, 408 C.

ἔνσαρκος, ον, (σάρξ) *animal* food. *Porphyr.* Abst. 1, 1, p. 2, βορά. — **2.** *Incarnate,* in ecclesiastical language. *Sibyll.* 5, 423. *Iren.* 1, 10, 1. *Hippol.* 820 C. 612 A. 684 D. *Method.* 397 D. *Eus.* II, 76 C. 81 A. 1101 A, γένεσις.

ἐνσάρκωσις, εως, ἡ, = σάρκωσις, *the Incarnation.* *Epiph.* I, 932 A.

ἐνσάττω (σάττω), *to stuff.* *Alciphr.* 3, 7.

ἐνσβέννυμι = σβέννυμι *in.* *Diosc.* 5, 93.

ἐνσεμνύνομαι = σεμνύνομαι ἐπί τινι. *Eus.* IV, 228 C.

ἐνσηκάζω = σηκάζω *in* or *up.* *Cyrill. A.* I, 536 B -σθαι.

ἐνσημάντρως (σήμαντρον), adv. *by design.* *Method.* 376 B.

ἐνσιτέομαι = σιτέομαι *in.* *Sept.* Job 40, 25, ἐν αὐτῷ.

ἐνσκαίρω = σκαίρω *in.* *Caesarius* 981.

ἐνσκηνόω = σκηνόω *in.* *Sept.* Gen. 13, 12 as v. l.

ἐνσκιάζω = σκιάζω. *Greg. Nyss.* II, 1136 C.

ἐνσκιατραφέομαι = σκιοτροφέομαι. *Plut.* II, 476 E, *to indulge vain hopes.*

ἐνσκιρτάω = σκιρτάω *in.* *Basil.* III, 484 A, τινί. *Basil. Sel.* 581 B.

ἐνσκολιεύομαι = σκολιαίνω. *Sept.* Job 40, 19, quid? *Nicet.* 578, 17.

ἐνσοβέω = σοβέω *in.* *Philostr.* 240.

ἐνσοφιστεύω = σοφιστεύω *in.* *Philon* I, 315, 14. 367, 21, et alibi.

ἐνσπαθάω = σπαθάω *in.* *Philon* II, 372, 4.

ἐνσπαργανόω = σπαργανόω *in.* *Longin.* 44, 3.

ἐνσπαταλάω = σπαταλάω *in.* *Cyrill. A.* I, 156 B. 172 B, τινί.

ἐνσπειράομαι = σπειράομαι *in.* *Sext.* 280, 16.

ἔνσπερμος, ον, (σπέρμα) *with seed in it.* *Diosc.* 3, 25 (28).

ἔνσποδος, ον, (σποδός) *ashy.* *Diosc.* 5, 103, p. 771.

ἔνσπορος, ον, = ἔνσπερμος. *Hermes Tr.* Poem. 31, 10. 32, 6.

ἐνσπουδάζω = σπουδάζω *in.* *Philostr.* 365. 509.

ἐνστάζω, *to instill.* Classical. [*Diosc.* 2, 37 ἐνσταγῆναι.]

ἐνσταλάζω = preceding. Classical. [*Diosc.* 1, 105 ἐνσταλαγῆναι.]

ἐνστατικῶς (ἐνστατικός) *obstinately, pertinaciously.* *Hermog.* Rhet. 120, 18. *Eus.* II, 889 A.

ἐνστενόω = στενόω *in.* *Caesarius* 1048.

ἐνστερνίζομαι, ίσομαι, (στέρνον) *to lay up in the breast; to embrace.* *Clem. R.* 1, 2 Προσέχοντες τοὺς λόγους αὐτοῦ ἐπιμελῶς ἐστερνισμένοι ἦτε τοῖς σπλάγχνοις. *Clem. A.* I, 301 A. *Eus.* II, 1337 A. *Athan.* II, 733 B. *Hes.* Ἐνστερνισάμενος, περιπτυξάμενος.

ἐνστηθίζω, ίσω, (στῆθος) = preceding. Pseud-*Athan.* IV, 533 A.

ἐνστηλιτεύω = στηλιτεύω. *Basil.* I, 464 C.

ἔνστημα, ατος, τὸ, (ἐνίστημι) = ἔνστασις, *objection.* *Plut.* II, 1056 D. *Anton.* 8, 41. *Sext.* 246, 7. 283, 28.

by Microso

ἐνστόμιος, ον, = ἐν τῷ στόματι ὤν. *Philon* I, 373, 43. 386, 13. *Diosc.* 1, 125 (1, 133 Τὰ ἐν τῷ στόματι ἕλκη). *Clem. A.* I, 297 C.

ἐνστόμισμα, ατος, τὸ, (στόμα) *bit, curb. Jos.* Ant. 18, 9, 3.

ἐνστρατεύομαι = στρατεύομαι. *Agath.* 310, 9.

ἐνστρογγυλόω = στρογγυλόω. *Philostrg.* 497 B.

ἐνστροφή, ῆς, ἡ, (ἐνστρέφω) L. *deverticulum, place of resort. Aristid.* I, 388, 17.

ἐνσυγκαταζέω (ζέω), *to boil thoroughly together in. Mnesith.* apud *Orib.* I, 279, 9.

ἐνσύζυγος, ον, *consisting of συζυγίαι*, in versification. *Schol. Arist.* Ran. 354.

ἐνσύνθηκος, ον, (συνθήκη) = ἔνσπονδος. *App.* I, 660, 99.

ἐνσφηνόω = σφηνόω *in. Diosc.* 5, 29.

ἐνσφραγίζω (σφραγίζω), *to impress upon* with a seal, *to seal. Philon* I, 4, 30. 41. 208, 12. II, 117, 37. 146, 44. 155, 9. *Lucian.* II, 403. *Clem. A.* I, 1048 B. II, 764 D -σθαί τινι, referring to the baptismal formula.

ἐνσφράγισις, εως, ἡ, *impression* of a seal. *Plotin.* II, 729, 5.

ἐνσωματέω (ἐνσώματος), *to be in the body. Genes.* 84, 7.

ἐνσώματος, ον, (σῶμα) *corporeal. Philon* I, 43, 13. *Melito* 1202, θεός. *Clem. A.* I, 1368 A. *Orig.* II, 93 A.

ἐνσωματόω = σωματόω, *to embody*, to invest with matter. *Hermias* 1169 B. *Clem. A.* I, 1116 B. *Orig.* IV, 165 B.

ἐνσωμάτωσις, εως, ἡ, (ἐνσωματόω) *an embodying*, investing with matter. *Isid. Gn.* 1272 A. *Clem. A.* I, 1296 B. *Doctr. Orient.* 673 B. *Orig.* I, 298 A. 741 B. 860 B. 1417 A. IV, 208 B. 225 D.

ἔνσωμος, ον, = ἐνσώματος. *Eus.* IV, 197 A.

ἐνσωρεύω = σωρεύω *in. Cyrill. A.* IX, 1008 B.

ἐνταγιστρᾶτος, ου, ὁ, (ταγίζω) L. *pabulator, the forager* of an army. *Phoc.* 216.

ἔνταλμα, ατος, τὸ, (ἐντέλλομαι) = ἐντολή, *commandment. Sept.* Job 23, 12. Esai. 29, 13.

ἐνταλματικῶς (ἔνταλμα), adv. *with orders* to do anything. *Porph.* Adm. 184, 10.

ἐνταλτήριος, ον, (ἐντέλλομαι) *authorizing. Euchol.* p. 673, *γράμμα, a license* (from a bishop) *authorizing a presbyter to confess* (*shrive*).

ἐνταλτικῶς, adv. = ἐνταλματικῶς. Pseudo-*Just.* 1333 B.

ἔνταξις, εως, ἡ, (ἐντάσσω) *a putting in. Ael. Tact.* 31, 3.

ἐνταράσσω = ταράσσω *in. Philostr.* 111.

ἐνταράχως (ἐνταράσσω), adv. *noisily. Damasc.* I, 1396 A.

εντατικόν, οῦ, τὸ, (ἐντατικός) entaticos = σατύριον, ἐρυθρόνιον. *Diosc.* 3, 134 (144).

ἐντατικός, ή, όν, (ἐντείνω) *exciting, stimulating. Xenocr.* 16, πρὸς συνουσίαν.

ἐντατός, ή, όν, *stretched. Strab.* 7, 5, 7, ὄργανον, *stringed instrument. Nicom.* Harm. 5. 8. *Poll.* 4, 58. *Athen.* 4, 80.

ἐνταφιάζω, άσω, (ἐντάφιος) *to prepare for funeral; to bury. Sept.* Gen. 50, 2, τινά. *Matt.* 26, 12. *Joann.* 19, 40. *Patriarch.* 1084 D. *Plut.* II, 995 C.

ἐνταφίασις, εως, ἡ, = following. *Steph. Diac.* 1093 C.

ἐνταφιασμός, οῦ, ὁ, (ἐνταφιάζω) *preparation for burial; burial. Marc.* 14, 8. *Joann.* 12, 7. *Eutych.* 2392 B.

ἐνταφιαστής, οῦ, ὁ, (ἐνταφιάζω) *burier, undertaker. Sept.* Gen. 50, 2. *Strab.* 11, 11, 3. *Ptol.* Tetrab. 180. *Sophrns.* 3329 A. *Greg. Ant.* 1852 A. *Stud.* 805 D.

ἐνταφιεύω, L. *pollingo, to prepare* a corpse *for burial. Charis.* 565, 9.

ἐνταφιοπώλης, ου, ὁ, (ἐντάφιον, πωλέω) *seller of shrouds* or *winding-sheets. Artem.* 369.

ἐντείνω, *to stretch out*, etc. Classical. *Dion. Alex.* 1592 D Ἐντεταμένη προσευχή, *earnest, fervent.*

ἐντειχίδιος, ον, = ἐντείχιος. *Lucian.* II, 866.

ἐντείχιος, ον, (τεῖχος) *walled. Dion. H.* I, 70, 1.

ἐντεκνόομαι = τεκνόομαι *in. Plut.* I, 771 A.

ἔντεκνος, ον, (τέκνον) *that has children;* opposed to ἄτεκνος. *Lucian.* I, 350. *Herodn. Gr.* Philet. 399 (440).

ἐντελειόω = τελειόω, *to perfect. Pallad.* Laus. 1210 D.

ἐντελεχής, ές, = ἐνδελεχής. *Philon* II, 587, 7.

ἐντελικός, ή, όν, = ἐντελής. *Apollon. D.* Synt. 112, 27, γραφαί, as ἐγὼ λέγω; but λέγω alone is not ἐντελικόν.

ἐντέλλομαι, *to enjoin, to command. Sept.* Reg. 3, 6, 2, ἵνα αἴρωσι. Macc. 1, 12, 23, ὅπως ἀπαγγείλωσιν. *Marc.* 13, 34 Τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. [*Herm.* Mand. 12, 6 ἐνέταλσαι = ἐντέταλσαι.]

ἐντελῶς (ἐντελής), adv. *completely, fully, perfectly. Polyb.* 10, 30, 30.

εντεμενίζω (τεμενίζω), *to place within a temple. Poll.* 1, 11. — Mid. ἐντεμενίζομαι, *to go into a temple. Simoc.* 58, 23.

ἐντέρινος, ον, *made of ἔντερα. Schol. Arist.* Ran. 231.

ἐντέριον, ου, τὸ, (ἔντερον) euphemism = πόσθη. *Anton.* 6, 13.

ἐντεροεπιπλοκήλη, ης, ἡ, (ἔντερον, επίπλοον, κήλη) a swelling in the vicinity of the ὄσχεον. *Galen.* II, 275 F.

ἐντεροκήλη, ης, ἡ, (ἔντερον, κήλη) enterocele, *hernia. Cels. Med.* 7, 18. *Diosc.* 1, 102. *Poll.* 4, 203. *Galen.* II, 275 D. 396 C.

ἐντεροκηλικός, ή, όν, enterocelicus, *afflict-*

by Microsc

ed with enterocele. *Diosc.* 1, 152. *Galen.* II, 396 E. *Soran.* 257, 31.

ἐντερόμφαλον, ου, τὸ, (ἔντερον, ὀμφαλός) = ὑποδρομὴ ἐντέρου κατὰ τὸν ὀμφαλόν, *a tumor in the entrails near the navel.* *Galen.* II, 395 F. 274 A.

ἔντερον, ου, τὸ, *intestine.* *Sept.* Sir. 34, 20 Ἐπὶ μετρίῳ ἐντέρῳ, *on a moderately full belly.*

ἐντεροπράτης, ου, ὁ, (πράτης) *seller of* ἔντερα. *Schol. Arist.* Eq. 155.

ἔντευγμα, ατος, τὸ, (ἐντυγχάνω) *emergency, business.* *Diod.* II, 616, 15. *Schol. Arist.* Av. 430, quid?

ἐντεῦθεν, adv. *hence.* — Ἐντεῦθεν καὶ ἐντεῦθεν, *on each side.* *Sept.* Num. 22, 24. *Joann.* 19, 18. *Apoc.* 22, 2. *Theodtn.* Dan. 12, 5.

ἐντευκτέον = δεῖ ἐντυγχάνειν. *Clem. A.* II, 205 A. *Orig.* I, 464 C.

ἐντευκτικός, ή, όν, (ἐντυγχάνω) *social, sociable, companionable.* *Plut.* I, 196 E. — **2.** *Supplicatory.* *Pallad.* Vit. Chrys. 4 E. 25 A, λίβελλοι, *petitions.*

ἐντευξίδιον, ου, τὸ, *little* ἔντευξις. *Epict.* 1, 10, 10.

ἔντευξις, εως, ἡ, *petition,* written supplication, and in general, *entreaty, prayer.* *Polyb.* 5, 61, 1. *Diod.* 16, 55. *Dion. H.* III, 1611, 3. *Philon* II, 172, 9. *Paul.* Tim. 1, 2, 1. 1, 4, 5. *Jos.* Ant. 16, 2, 5. *Herm.* Mand. 10, 2. *Plut.* II, 530 A. *Inscr.* 4957, 10. *Just.* Apol. 1, 1. *Tatian.* Frag. 1601 A. — **2.** *Reading, perusal.* *Polyb.* 1, 1, 4. 9, 1, 3. *Clem. A.* II, 469 B. *Eus.* II, 172 C. — **3.** *Appearance, form* of a person. *Damasc.* II, 312 D. *Theoph.* 441, 13 Ποίας ἐντεύξεώς ἐστιν, *what sort of a looking person is he?*

ἔντεφρος, ον, (τέφρα) L. *cinereus, ashy.* *Diosc.* 5, 84. 149 (150). *Athen.* 9, 52, p. 395 E.

ἐντεχνιτεύω = τεχνιτεύω. *Genes.* 112, 18.

ἐντέχνως (ἔντεχνος), adv. *skilfully.* *Men. Rhet.* 157, 12. *Sibyll.* 1, 58.

ἐντιμόω, ώσω, (ἔντιμος) *to honor.* *Sept.* Reg. 4, 1, 13 Ἐντιμωθήτω ἡ ψυχή μου καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα ἐν ὀφθαλμοῖς σου, *let my life and the life of these fifty thy servants be precious in thy sight.*

ἐντίναγμα, ατος, τὸ, = ἐντιναγμός. *Sept.* Sir. 22, 13 as v. l. *Aquil.* Esai. 32, 2.

ἐντιναγμός, οῦ, ὁ, (ἐντινάσσω) *a shaking, agitation.* *Sept.* Sir. 22, 13, *madness.*

ἐντινάσσω (τινάσσω), *to shake into, to hurl* or *fling at.* *Sept.* Macc. 1, 2, 36. 2, 4, 41. 2, 11, 11, sc. ἑαυτούς. *Diog.* 6, 41.

ἐντοίχιος, ον, = ἐν τοίχῳ ὤν. *Dion H.* I, 70, 1.

ἔντοκος, ον, *with* or *at interest.* *Aster.* 220 C.

ἐντολεύς, έως, ὁ, (ἐντέλλομαι) *commander.* *Patriarch.* 1121 A = ἐντολή, metonymically. — **2.** *Procurator.* *Justinian.* Cod. 3, 2, 4, § α΄. 10, 11, 8, § η΄.

ἐντολή, ῆς, ἡ, *charge, commandment.* *Sept.* Deut. 4, 2. Reg. 4, 21, 8. *Luc.* Act. 17, 15 Λαβόντες ἐντολὴν ἵνα ὡς τάχιστα ἔλθωσιν. *Joann.* 11, 57 Δεδώκεισαν ἐντολὴν ἵνα μηνύσῃ. 13, 33 Ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους. 15, 12 Αὕτη ἐστιν ἡ ἐντολὴ ἡ ἐμὴ ἵνα ἀγαπᾶτε ἀλλήλους. *Apophth.* 309 B, ἵνα. — **2.** *Prayer.* *Const. Apost.* 8, 43 (titul.).

ἐντολικάριος, ου, ὁ, (ἐντολικόν) = ἐντεταλμένος, *commissioner.* *Ephes.* 1313 D. *Theoph.* 432, 13. 441, 11.

ἐντολικόν, οῦ, τὸ, (ἐντολή) L. *mandatum, commission, order, charge.* *Carth.* Can. 92.

ἔντολμος, ον, = τολμηρός. *Epiph.* I, 1013 A.

ἐντομή, ῆς, ἡ, *narrow passage.* *Diod.* 1, 32, p. 38, 74, of the cataracts of the Nile.

ἐντομίας, ου, ὁ, (ἐντέμνω) = ἐκτομίας, εὐνοῦχος. *Theoph. Cont.* 318.

ἐντομίς, ίδος, ἡ, (ἐντέμνω) *gash, incision.* *Sept.* Lev. 19, 28. 21, 5. Jer. 16, 6.

ἐντορεύω (τορεύω), *to carve in relief on* anything. *Jos.* Ant. 8, 3, 2, p. 423. *Plut.* I, 861 C. II, 376 D. *Lucian.* III, 108. *Ael.* N. A. 10, 22.

ἐντορία, quid? *Hermes Tr.* Poem. 37, 3.

ἐντοσθίδιος, ον, *intestine, inward.* *Clem. A.* I, 429 D, πάθος.

ἐντραγῳδέω = τραγῳδέω *in.* *Lucian.* III, 402.

ἐντραπεζόομαι (τράπεζα), *to sit at table.* *Genes.* 94, 13.

ἔντραχυς, υ, = τραχύς. *Diosc.* 5, 179 (180). *Sext.* 758, 14.

ἐντρέπομαι (ἐντρέπω) = αἰδέομαι, *to regard, respect, reverence.* *Sept.* Job 32, 21, βροτόν. Sap. 2, 10, πρεσβύτου πολιάς. *Matt.* 21, 37. *Luc.* 18, 2, ἄνθρωπον. — **2.** *To feel ashamed* = αἰσχύνομαι. *Sept.* Num. 12, 14. *Ignat.* Magnes. 12.

ἐντρεπτικός, ή, όν, (ἐντρέπω) *causing* one *to feel shame.* *Ael.* N. A. 3, 1. *Theod. Mops.* 893 D. — **2.** *Bashful, timid, diffident.* *Moschn.* 144. *Epict.* 1, 5, 5.

ἐντρεπτικῶς, adv. *by causing* one *to feel shame.* *Orig.* III, 545 C. *Chrys.* I, 713 E. X, 15 A.

ἐντρέχεια, ας, ἡ, *ingenuity, skill.* *Strab.* 17, 1, 15. *Cornut.* 97. *Diosc.* Iobol. p. 44. *Anton.* 1, 8. *Sext.* 632, 5. *Porphyr.* Abst. 3, 11, p. 241.

ἐντρεχῶς, adv. *ingeniously, skilfully.* *Anton.* 7, 66. *Poll.* 5, 144. *Orig.* I, 753 C. *Iambl.* Adhort. 64.

ἔντριμμα, ατος, τὸ, (ἐντρίβω) *a cosmetic.* *Plut.* I, 557 F. *Poll.* 5, 101. *Clem. A.* I, 569 A.

ἐντριπτέον = δεῖ ἐντρίβειν. *Clem. A.* I, 640 A.

ἔντριτος, ον, (τρίτος) *of three strands*, as a rope. *Sept*. Eccl. 4, 12.

ἐντρίχινος, ον, = τρίχινος. *Gregent*. 572 B.

ἔντριχος, ον, (θρίξ) *hairy*. *Symm*. Ps. 67, 22.

ἐντρίχωμα, ατος, τὸ, = τρίχωμα, *Plut*. II, 912 D. E, *hair-strainer?* *Poll*. 2, 69.

ἔντρομος, ον, (τρόμος) *in terror, trembling*. *Sept*. Ps. 76, 19. Macc. 1, 13, 2. *Mel*. 77. *Plut*. I, 175 B. *Theodtn*. Dan. 10, 11.

ἐντρόμως, adv. *tremblingly*. *Method*. 393 B.

ἐντροπή, ῆς, ἡ, = αἰσχύνη, *shame*. *Sept*. Ps. 34, 26. 68, 8. 20. *Paul*. Cor. 1, 6, 5. 1, 15, 34.

ἐντροπίας, ου, ὁ, = τροπίας. *Dion*. *Alex*. 1592 B, οἶνος.

ἐντροπόομαι = τροπόομαι an oar to the thole-pin. *Agath*. 326, 19.

ἐντρόχιος, ον, (τρέχω) *quick?* *Germ*. 252 D.

ἐντρύφημα, ατος, τὸ, (ἐντρυφάω) *delight, pleasure, luxury*. *Sept*. Eccl. 2, 8. *Philon* I, 690, 38. *Patriarch*. 1081 B.

ἐντύβιον, ἔντυβον, see ἴντυβον.

ἐντυγχάνω, *to pray, entreat, supplicate, to petition* a king. *Sept*. Macc. 1, 8, 32. 1, 10, 61. 63. 2, 4, 36. 3, 6, 37. *Polyb*. 35, 6, 1 ἐντευχθείς, *being petitioned*. *Philon* II, 172, 19. 170, 16 Περὶ ὧν ἐνετεύχθη. *Luc*. Act. 25, 24. *Paul*. Rom. 8, 27. 34. 11, 2. Hebr. 7, 25. *Inscr*. 4957, 5. 46. 26 -θῆναι περί τινος. *Jos*. Ant. 14, 10, 25. *Clem*. *R*. 1, 56. *Plut*. I, 570 D. 649 A. *Polyc*. 1009 A. *Artem*. 405, τῷ βασιλεῖ. — **2.** *To read* = ἀναγινώσκω. *Sept*. Macc. 2, 2, 25. 2, 15, 39. *Polyb*. 1, 3, 10. 1, 35, 6. *Dion*. *H*. VI, 871, 6. *Strab*. 1, 1, 21. 9, 2, 35. *Philon* I, 178, 37. *Jos*. Ant. 1, 6, 1. *Plut*. II, 675 B. I, 358 A, συγγράμμασι. *Just*. Apol. 1, 42.

ἐντυλάζω = ἐντυλίσσω. *Theoph*. *Cont*. 834, 20.

ἐντυλόω = τυλόω. *Diosc*. 2, 45 Τύλοι κατ' ἐπιγραφὴν ἐντετυλωμένοι.

ἐντυμβεύω (τυμβεύω), *to entomb*. *Philon* I, 65, 7. II, 356, 20.

ἔντυπος, ον, (τύπος) *with an impression* on it. *Sibyll*. 5, 42.

ἐντυπόω (τυπόω), *to impress, imprint, to form* a figure. *Aristeas* 9. *Philon* I, 106, 25. II, 572, 2. *Jos*. B. J. 2, 8, 2. *Plut*. II, 672 B. *Poll*. 5, 149. — **2.** *To appoint* an officer. Pseudo-*Basil*. III, 1312 C. D οἱ ἐντετυπωμένοι, officers in a monastery.

ἐντύπωμα, ατος, τὸ, *impression, imprint*, *work in relief*. *Agathar*. 181, 11. *Clem*. *A*. I, 717 A. *Philostr*. 86.

ἐντυραννέομαι (τυραννέω), *to live under a tyrant*. *Cic*. Att. 2, 14.

ἐντυρεύω = τυρεύω. *Genes*. 32, 2.

ἔντυφος, ον, (τύφος) *puffed up, proud*. *Tatian*. 3, p. 812 A. *Aster*. 257 D.

Ἐντυχηταί, ῶν, οἱ, *Entychetae*, Simonian heretics. *Clem*. *A*. II, 554 A. *Theod*. III, 345 B.

ἐντυχία, ας, ἡ, = ἔντευξις, *meeting, interview*. *Polyb*. 6, 2, 7. *Aristeas* 1. *Plut*. II, 67 C. 582 E. *Alex*. *A*. 549 B. — **2.** *Petition, prayer*. *Sept*. Macc. 3, 6, 40. *Eus*. V, 232 C. *Athan*. II, 820 A. *Chrys*. XI, 690 C.

ἐνύβρισμα, ατος, τὸ, (ἐνυβρίζω) L. *ludibrium, laughing-stock*. *Jos*. Vit. 42. *Plut*. II, 350 C.

ἐνύβριστος, ον, *insulted*. *Eus*. II, 825 B.

ἐνυγραίνω = ὑγραίνω. *Alex*. *Trall*. 332.

ἐνύδριος, ον, = ἔνυδρος, *in water*. *Iambl*. Myst. 30, 3.

ἐνυδρίως, adv. *in water*. *Iambl*. Myst. 33, 8.

ἐνυδρόβιος, ον, (ἔνυδρος, βίος) *living in water, aquatic*. *Philipp*. 10.

Ἐνυεῖον, ου, τὸ, (Ἐνυώ) *temple of Bellona*, at Rome. *Dion* *C*. 69, 15, 3.

ἐνύλως (ἔνυλος), adv. *materially*, in matter. *Iambl*. Myst. 243, 6.

ἐνύπαρκτος, ον, (ἐνυπάρχω) *existing, having existence*. *Tim*. *Presb*. 60 B.

ἐνυπατεύω = ὑπατεύω *in*. *Plut*. II, 797 D.

ἐνυπνιάζομαι, άσθην, (ἐνύπνιον) = ὀνειρώσσω or ὀνειρώττω, *to dream*. *Sept*. Gen. 28, 12. 37, 5 -σθῆναι ἐνύπνιον. Deut. 13, 1. Judic. 7, 13. Joel 2, 28. *Plut*. I, 350 D. — **2.** *To have salacious dreams*. *Epiph*. I, 353 A. *Pallad*. 1172 B. *Anast*. *Sin*. 752 C. *Stud*. 1753 C. (Compare *Philon* II, 231, 1. *Jos*. Ant. 17, 6, 4. *Clem*. *A*. I, 1352 C. *Const*. *Apost*. 6, 27. *Cassian*. I, 103 B.)

ἐνυπνίασις, εως, ἡ, = following. *Epiph*. I, 353 C.

ἐνυπνιασμός, οῦ, ὁ, (ἐνυπνιάζομαι) *salacious dreaming*. *Cyrill*. *H*. Catech. 6, 33. *Nil*. 312 D. *Clim*. 940 D. *Anast*. *Sin*. 389 D.

ἐνυπνιαστής, οῦ, ὁ, (ἐνυπνιάζομαι) *dreamer*. *Sept*. Gen. 37, 19. *Philon* I, 664, 32. II, 43, 27.

ἐνυπνίδιος, ον, = ἐνύπνιος. *Sext*. 400, 15. 24.

ἐνυπνιώδης, ες, (ΕΙΔΩ) *dream-like, dreamy*. *Strab*. 15, 1, 59, p. 224, 7. *Plut*. II, 1024 B. *Artem*. 19.

ἐνυπόγραφος, ον, (ὑπογράφω) *signed, subscribed* document. *Theoph*. 598. 744, λόγος. *Theoph*. *Cont*. 372, 21. 373.

ἐνυποδύομαι = ὑποδύομαι. *Sext*. 684, 31.

ἐνυπόθηκος, ον, (ὑποθήκη) *secured by pawn* or *mortgage*. *Psell*. Synops. 899.

ἐνυπόκειμαι = ὑπόκειμαι ἔν τινι. *Clem*. *A*. II, 357 C.

ἐνυποστατικός, ή, όν, = following. *Epiph*. I, 325 A.

ἐνυπόστατος, ον, (ὑφίστημι) *endowed with existence* (*hypostasis*). *Iren*. 1240 C, λόγος. *Basil*. I, 749 B. 772 C. *Cyrill*. *H*. 464 A.

Macar. 480 D. *Did. A.* 337 B. *Epiph.* I, 1053 B. *Hieron.* I, 356 (40). *Cyrill. A.* X, 21 A. *Psell.* 813 C. D.

ἐνυποστάτως, adv. *hypostatically.* *Athan.* II, 1128 B. *Did. A.* 452 A.

ἐνυπτιάζω = ὑπτιάζω. *Philostr.* 804, ἑαυτὸν τῇ γῇ.

ἔνυστρον, ου, τὸ, = ἤνυστρον, *the maw.* *Sept.* Deut. 18, 3. Malach. 2, 3. *Phryn.* 162, condemned.

ἐνύφασμα, ατος, τὸ, (ἐνυφαίνω) *that which is woven in* or *interwoven.* *Diod.* 17, 70. *Antyll.* apud *Orib.* II, 310, 7, ζῴων.

ἐνυφιζάνω = ὑφιζάνω *in.* *Cyrill. A.* I, 1089 D. *Geopon.* 6, 5, 6.

ἐνυφίσταμαι (ὑφίστημι), *to exist.* *Jos.* B. J. 4, 1, 5 [trans. here]. *Anton.* 4, 14. 6, 25.

ἐνῳδός, όν, = ἐν ᾠδῇ ὤν, *musical.* *Nicom.* Harm. 3. 4. 5.

ἐνώδυνος, ον, (ὀδύνη) *painful.* *Clim.* 813 D. *Andr. C.* 1357 A.

ἐνῳδῶς (ἐνῳδός), adv. *musically.* *Nicom.* Harm. 5.

ἐνωμότως (ἐνώμοτος), adv. *on oath.* *Plut.* I, 730 C. *Soz.* 977 A.

ἐνωπίως, adv. = ἐνώπιον. *Clim.* 1100 B.

ἐνωραΐζομαι = ὡραΐζομαι *in.* *Lucian.* II, 406.

ἐνώρως (ἔνωρος), adv. *early.* *Gemin.* 824 A.

ἕνωσις, εως, ἡ, (ἑνόω) *union.* Classical. *Ignat.* 704 A. 720 A. 724 B, marriage. *Heges.* 1324 A, τῆς ἐκκλησίας. *Apollon. D.* Adv. 559, 17. *Basil.* IV, 525 D. *Greg. Naz.* II, 420 C, of the three Hypostases. — For *the union of the two natures in Christ,* see *Theod. Mops.* 980 C *Tim. Presb.* 44 B. *Leont.* I, 1200 A. *Euagr.* 1, 9. — **2.** *Henosis,* a Valentinian Aeon, the female counterpart of ἀγήρατος. *Iren.* 449 A.

ἐνωτίζομαι, ίσομαι, (οὖς, ὠτός) *to give ear, hearken to.* *Sept.* Gen. 4, 23. Num. 23, 18. Job 32, 11. Ps. 5, 1, ῥήματα. Sap. 6, 2. Esai. 1, 2. *Orig.* I, 509 C. III, 388 C = εἰς τὰ ὦτα δέξασθε.

ἑνωτικός, ή, όν, (ἑνόω) *causing union, conducive to union.* *Philon* I, 31, 28. II, 233, 39. *Plut.* II, 428 A. 878 A. *Just.* Cohort. 4. *Clem. A.* I, 940 A. — Τὸ ἑνωτικὸν τοῦ Ζήνωνος, *Zeno's Formula of Concord,* the emperor Zeno's address to the inhabitants of Egypt, Libya, and Pentapolis, in which he recommends concord among the churches. *Theod. Lector* 189 B. *Tim. Presb.* 45 A. *Const.* (536), 1089 A Τὸ λεγόμενον ἑνωτικόν. *Leont.* I, 1228 *D.* *Euagr.* 3, 12.

ἐνωτοκοῖται, ῶν, οἱ, (ἐν, οὖς, κοίτη) *those that sleep in their own ears,* a fabulous race of men. *Strab.* 2, 1, 9. 15, 1, 57.

Ἐνώχ, ὁ, *Enoch.* For the *Book of Enoch,* see *Jud.* 14. *Barn.* 4 (Codex ℵ). *Patriarch.* 1049 B. 1060 D. *Anatol.* 216 A. *Orig.* I, 148 A. 1265 B. 1268 A. IV, 273 A. *Pseud-Athan.* IV, 432 B.

ἐξ, see ἐκ.

ἕξ, sex, *six.* *Inscr.* 5128, 28 ἑξάσιν, dative plural. *Plut.* II, 1018 C. 1020 A. *Orig.* III, 1196 A, the mysteries of this number.

ἑξάβιβλος, ον, (ἕξ, βίβλος) *consisting of six books.* *Erotian.* 8.

ἑξάβραχυς, εια, υ, (βραχύς) *consisting of six short syllables.* *Schol. Arist.* Av. 737.

ἐξαγανακτέω = ἀγανακτέω strengthened. *Jos.* Ant. 4, 2, 1.

ἐξαγγελία, ας, ἡ, = ἀπαγγελία, of style. *Longin.* Frag. 8, 1. — **2.** *Confession* of sins, = ἐξαγόρευσις. *Sophrns.* 3365 A. *Stud.* 1712 B.

ἐξαγγέλλω = ἐξαγορεύω to the confessor. *Damasc.* II, 296 A. *Stud.* 1736 C, εἴς τινα.

ἐξάγγελμα, ατος, τὸ, = following. *Sophrns.* 3329 D.

ἐξάγγελσις, εως, ἡ, = τὸ ἐξαγγέλλειν. *Max. Conf.* Schol. 36 B = ἐκφαντορία

ἐξαγγελτικός, ή, όν, *making known, revealing.* *Max. Conf.* Schol. 53 D.

ἑξαγιάζω, άσω, *to measure by* ἑξάγια. *Heron Jun.* 232, 13.

ἑξάγιον, ου, τὸ, (ἑξάς) sextula, *the sixth part of an ounce.* *Diosc.* Eupor. 2, 63, σπέρματος. *Porph.* Cer. 689, 21. *Suid.* Στατήρ .... *Zonar.* II, 203 (Paris). *Typic.* 46. *Balsam.* ad Concil. Nic. I, 17.

ἐξάγκωνα (ἀγκών), adv. *with the hands behind.* *Theoph.* 579, δῆσαί τινα.

ἐξαγοράζω (ἀγοράζω), *to redeem, to ransom.* *Sept.* Dan. 2, 8, καιρόν, *to gain time.* *Polyb.* 3, 42, 2. *Diod.* 15, 7. II, 530, 2. *Paul.* Gal. 3, 13. 4, 5. Col. 4, 5 (compare *Anton.* 4, 26). *Martyr. Polyc.* 1032 A Τὴν αἰώνιον κόλασιν ἐξαγοραζόμενοι, *delivering themselves from.*

ἐξαγόρασις, εως, ἡ, *redemption.* *Cosm. Ind.* 476 B.

ἐξαγόρευσις, εως, ἡ, (ἐξαγορεύω) *a telling out, divulging.* *Dion. H.* V, 313, 12. *Ptol.* Tetrab. 154. — **2.** *Confession* of sins = ἐξομολόγησις. *Basil.* III, 1016 A. 1236 A. *Greg. Nyss.* II, 229 A. 233 C. *Chrys.* XII, 766 B. *Jejun.* 1929 D. *Anast. Sin.* 372 D.

ἐξαγορευτής, οῦ, ὁ, *revealer* of secrets. *Ptol.* Tetrab. 158.

ἐξαγορευτικός, ή, όν, *qualified to tell out* or *express.* *Lucian.* II, 289.

ἐξαγορεύω, *to confess,* said of the penitent. *Sept.* Lev. 5, 5. 16, 21 Ἐξαγορεύσει ἐπ' αὐτοῦ πάσας τὰς ἀνομίας τῶν υἱῶν Ἰσραήλ Num. 5, 7. Nehem. 1, 6, ἐπὶ ἁμαρτίαις υἱῶν Ἰσραήλ: 9, 2, τὰς ἁμαρτίας. Baruch. 1, 14. *Plut.* II, 168 D. *Basil.* III, 1236 A. IV, 728 A, sc. τὸ ἁμάρτημα. *Nil.* 496 D. *Jejun.* 1921 C

by Microsc

ὁ ἐξαγορευόμενος, *he who confesses* his sins. Pseudo-*Germ.* 417 B οἱ ἐξαγορεύοντες.

ἐξαγορία, ας, ἡ, *a telling, divulging. Ptol.* Tetrab. 170.

ἐξαγράμματος ον, (ἕξ, γράμμα) *composed of six letters* (ΙΗΣΟΥΣ). *Iren.* 1, 15, 2.

ἑξάγραμμος, ον, (γραμμή) *weighing* sex scripula. *Chron.* 706, 9, νόμισμα.

ἐξαγροίκισις, εως, ἡ, (ἀγροικίζομαι) *the being barbarized. Theophyl. B.* IV, 320 C.

ἐξαγωγή, ῆς, ἡ, = ἔξοδος, of the Israelites out of Egypt. *Aristobul.* apud *Clem. A.* I, 893 B. — **2.** *Exposure* to ridicule. *Joann. Mosch.* 2988 C Ἐξαγωγὴν ἡμᾶς ποιεῖς ἔμπροσθεν τῶν ξένων, *you lay us open to ridicule.*

ἐξαγωγικός, ή, όν, (ἐξαγωγή) *pertaining to exportation. Strab.* 17, 1, 13, p. 364, 22, τέλη, *export-duty.*

ἐξαγώγιον, ου, τὸ, (ἐξαγωγή) *duty on exports. Jos.* Ant. 14, 10, 6. *Justinian.* Edict. 13, 15.

ἑξαγωνιαῖος, α, ον, = ἑξάγωνος. *Epiph.* II, 781 A.

ἑξαγωνίζω (ἑξάγωνος), *to be in sextile* (sixty degrees apart). *Ptol.* Tetrab. 115.

***ἐξαγώνιος**, ον, (ἐξ, ἀγών) *irrelevant. Aeschin.* in *Bekker.* 260, 11. *Philon* II, 60, 43. *Lucian.* II, 898. *Athenag.* 972 A. *Greg. Nyss.* II, 240 A, *out of place.*

ἑξάγωνος, ον, (γωνία) hexagônus, *hexagonal. Nicom.* 121, ἀριθμός, *hexagonal number*, formed by adding the τρίγωνος to the corresponding πεντάγωνος; as 6, 15, 28. *Orig.* I, 1156 A, τῶν μελισσῶν ἔργα.

ἑξαδακτυλαῖος, α, ον, (δάκτυλος) *six inches long. Porph.* Cer. 659, 4.

ἑξαδάκτυλος, ον, *six-fingered. Galen.* II, 278 B. — **2.** *Six inches long. Diosc.* 4, 43. *Orib.* II, 174, 4, διάστημα

ἐξαδέλφη, ης, ἡ, (ἀδελφός) = ἀδελφιδῆ, *niece. Just.* Tryph. 49. *Eus.* I, 551. *Barthol.* 1424 A. (Compare *Eus.* II, 252 B Ἐξ ἀδελφῆς γεγονυῖαν.) — **2.** *Female cousin. Jejun.* 1893 D. *Quin.* 54. *Theoph.* 242, 11. *Porph.* Adm. 207, 18.

ἐξάδελφος, ου, ὁ, = ἀδελφιδοῦς, *nephew. Sept.* Tobit 1, 22. 11, 17. *Jos* Ant. 20, 10, p. 979. — **2.** *Cousin* = ἀνεψιός. *Phryn.* 306. *Mal.* 44, 17. *Bryenn.* 36 A (14). *Eust.* Thessal. Capt. 381, 19, πρῶτος, *first cousin.*

ἐξαδιαφορέω = ἀδιαφορέω. *Philon* I, 214, 39. II, 279, 24.

ἐξαδιαφόρησις, εως, ἡ, = ἡ ἄγαν ἀδιαφορία. *Philon* I, 509, 37.

ἑξαδικός, ή, όν, (ἑξάς) L. senarius, *consisting of six. Theol. Arith.* 34. 41.

ἐξαδρόω = ἐξαδρύνω. *Geopon.* 4, 8, 5.

ἑξάεδρος, ον, (ἕξ, ἕδρα) *with six sides*, as a solid. *Theol. Arith.* 25.

ἐξάερον, ου, τὸ, (ἀήρ) = ἐξώστης? *Mal.* 286, 17. 287, 1. *Porph.* Cer. 20, 13. *Codin.* 128, 18. (Compare *Sept.* Jer. 22, 14 Ὑπερῷα ῥιπιστὰ διεσταλμένα θυρίσι.) — **2.** In the plural, = τὰ ὕπαιθρα, *the open air, the open country, the fields. Theoph.* 720. *Theoph. Cont.* 141, 12.

ἑξαετία, ας, ἡ, (ἕξ, ἔτος) *period of six years. Philon* II, 277, 9 (21). 371, 39, et alibi. *Jos.* Ant. 16, 1, 1.

ἑξαέτιος, α, ον, = ἑξαέτης. *Porph.* Cer. 459, 15.

ἑξαήμερος, ον, (ἡμέρα) *consisting of six days. Philon* I, 69, 9, sc. περίοδος, *the six days of the creation. Theophil.* 2, 12: *Rhodon* 1337 A. B. *Method.* 132 A. *Sophrns.* 3341 C, κόσμος. — *Porph.* Cer. 241, 18 Ἡ ἑξαήμερος τῆς διακαινησίμου, *the first six paschal days.* — Written also ἑξήμερος. *Syncell.* 12, 9. — **2.** Substantively, ἡ Ἑξαήμερος, Basilius's work on the six days of the creation. *Greg. Naz.* II, 585 A.

ἔξαθλος, ον, (ἆθλον) *past service, exhausted. Lucian.* II, 337. *Clem. A.* II, 645 B.

ἐξαθυμέω = ἀθυμέω strengthened. *Polyb.* 11, 17, 6. *Plut.* I, 863 E, et alibi. *Poll.* 3, 123.

ἐξαιθερόω, ώσω, (αἰθήρ) *to change into ether. Plut.* II, 922 B.

ἐξαιμάτωσις, εως, ἡ, (ἐξαιματόω) *a converting into blood. Anton.* 4, 21. *Galen.* II, 238 B. 243 D. *Alex. Aphr.* Probl. 72, 34.

ἐξαιματωτικός, ή, όν, *converting into* or *making blood. Alex. Aphr.* Probl. 72, 32. 33.

ἐξαίρεσις, εως, ἡ, = αἵρεσις, *choice. Hermes Tr.* Poem. 37, 16.

ἐξαιρέτως (ἐξαίρετος), adv. *remarkably, especially. Epict.* 1, 6, 12. *Plut.* II, 667 F. *Apollon. D.* Synt. 194, 1.

ἐξαιρέω, *to take out of.* — **2.** Participle, ἐξῃρημένος, *abstract. Procl.* Parm. 547 (125). 549 (127). 550 (128. 129). 554 (99). Pseudo-*Dion.* 693 B.

ἐξαισχύνομαι = αἰσχύνομαι strengthened. *Procl.* Parm. 648 (66).

ἐξαιτέω = δέομαι, *to beg, pray. Nic.* II, 1037 C, ἵνα κατασταθῶσιν.

ἐξαιτιολογέω = αἰτιολογέω. *Diog.* 10, 82.

ἐξαιχμαλωτεύω = αἰχμαλωτεύω. *Cyrill. H.* 505 A.

ἐξαιχμαλωτίζω = αἰχμαλωτίζω. *Chrys.* I, 698 D.

ἑξακάνθηλα, ων, τὰ, quid? *Porph.* Cer. 462, 19. (See also τετρακάνθηλος.)

ἐξακανθίζω, ίσω, (ἄκανθα) *to pick out thorns. Cic.* Att. 6, 6.

Ἑξακιόνιον, ου, τὸ, (ἕξ, κίων) *Hexacionion*, a place near Constantinople. *Theoph.* 759, 19. *Codin.* 46. 47, et alibi. (Compare δικιόνιον.)

Ἑξακιονῖται, ῶν, οἱ, *Hexacionitae*, an epithet given to the Arians in the reign of Theodosius the Great, because they used to hold their religious meetings at Ἐξακιόνιον, as they were not allowed to have churches within the walls of Constantinople. *Theod.* IV, 412 B. *Chron.* 561. 605. *Mal.* 325, 10. *Theoph.* 271, 6. (See also *Socr.* 6, 8. *Soz.* 8, 8.)

ἐξακισχιλιοστός, ή, όν, (ἑξακισχίλιοι) *six thousandth.* *Method.* 344 B. *Syncell.* 10, 14.

ἐξακολουθέω (ἀκολουθέω), *to follow out, to follow.* *Sept.* Job 31, 9. Sir. 5, 2. Amos 2, 4. Esai. 56, 11. *Polyb.* 4, 5, 6, σφίσι. *Dion. H.* V, 188, 7. *Petr.* 2, 1, 16. 2, 2, 2. 15. *Jos.* Ant. Prooem. 4. *Epict.* 1, 22, 16.

ἐξακολούθησις, εως, ἡ, (ἐξακολουθέω) *a following, pursuing.* *Clem. A.* I, 1008 A.

ἐξακονάω = ἀκονάω. *Sept.* Ezech. 21, 11.

ἑξακοσίαρχος, ου, ὁ, (ἑξακόσιοι, ἄρχων) *commander of six hundred.* *Polyaen.* Prooem. 2.

ἑξακοσιοστός, ή, όν, (ἑξακόσιοι) *six hundredth.* *Sept.* Gen. 7, 11. 8, 13.

ἑξακοτυλιαῖος, α, ον, *holding six* κοτύλαι. *Sext.* 143, 29.

ἐξακουστέον = δεῖ ἐξακούειν. *Clem. A.* I, 273 A.

ἐξάκουστος, ον, (ἐξακούω) *heard: audible, distinctly heard, clear.* *Diod.* 20, 67. *Dion. H.* IV, 2098, 15. *Jos.* Ant. 4, 8, 12. *Plut.* I, 67 B, et alibi. *Sext.* 25, 19.—**2.** *Famous* = περίπυστος. *Achmet.* 13. *Schol. Dion. P.* 324, 20.

ἐξακριβάζω = ἐξακριβόω. *Sept.* Num. 23, 10 -σασθαι. Job 28, 3 Πᾶν τέρας αὐτὸς ἐξακριβάζεται. *Jos.* Ant. 19, 7, 4, τὰ νόμιμα. *Herm.* Mand. 4, 2, τὶ παρά τινος. *Theodtn.* Reg. 1, 20, 12.

ἐξακριβολογέομαι = ἀκριβολογέομαι. *Schol. Dion. Thr.* 651, 1, passive.

ἐξακτέον = δεῖ ἐξάγειν. *Anton.* 3, 1.

ἐξακτορικός, ή, όν, *belonging to an* ἐξάκτωρ. *Tiber.* Novell. 28.

ἐξάκτωρ, ορος, ὁ, the Latin exactor = φορολόγος, *collector of taxes.* *Athan.* I; 401 B. *Justinian.* Novell. 128, 5.

ἐξαλειπτικός, ή, όν, (ἐξαλείφω) *that effaces.* *Sext.* 271, 14, τοῦ προτέρου.

ἐξάλειψις, εως, ἡ, *a blotting out, effacing*; *extermination.* *Sept.* Mich. 7, 11. Ezech. 9, 6. *Eus.* II, 816 C.

ἐξαλλαγή, ῆς, ἡ, *difference.* *Did. A.* 549 A, τινὸς πρός τινα.

ἐξάλλαξις, εως, ἡ, = ἐξαλλαγή, *a changing, exchanging.* *Strab.* 1, 1, 14. 2, 3, 1. 6, 4, 1. *Herodn. Gr.* Schem. 579, 4.

ἔξαλλος, ον, (ἄλλος) *diverse, different* from any other. *Sept.* Esth. 3, 8.—**2.** *Choice, fine, exquisite, superb.* *Sept.* Reg. 2, 6, 14, στολή. *Polyb.* 6, 7, 7. *Plut.* II, 329 F. *Hippol.* Haer. 168, 41.—**3.** *Strange, singular, unheard of, marvellous.* *Sept.* Sap. 14, 23. Dan. 11, 36. Macc. 3, 4, 4. *Just.* Tryph. 110.

ἐξαλλοτριόω (ἀλλοτριόω), L. abalieno, *to alienate.* *Dion. H.* IV, 2256, 13. *Strab.* 5, 1, 9, p. 339, 29.—**2.** *To estrange, alienate.* *Sept.* Macc. 1, 12, 10. *Sext.* 683, 10.

ἐξάλλως (ἔξαλλος), adv. *remarkably.* *Polyb.* 32, 25, 7.

ἔξαλμα, ατος, τὸ, (ἐξάλλομαι) *a leap from.* *Apollon. D.* Adv. 624, 7, *distance.* *Schol. Dion. P.* 325, 35, *distance.* Pseud-*Athan.* IV, 1604 C.—Tropically, *exultation.* *Greg. Naz.* II, 516 C.

ἐξαλμός, οῦ, ὁ, = ἔξαλσις. *Antyll.* apud *Orib.* I, 526, 10.

ἔξαλος, ον, (ἅλς) *out of the sea*; opposed to ἔναλος, ὕφαλος. *Polyb.* 16, 3, 8. 16, 4, 12, et alibi. *Strab.* 1, 2, 16. 1, 3, 4. 17, 1, 52. *Diosc.* 138 (139). *Lucian.* II, 405. *Sext.* 281, 5.

ἐξαμαρτάνω, *to cause to sin, to make to sin.* *Sept.* Reg. 3, 16, 2, τινά. Eccl. 5, 5.

ἐξαμαύρωσις, εως, ἡ, (ἐξαμαυρόω) *disappearance.* *Plut.* II, 434 A.

ἐξαμβλύνω = ἀμβλύνω. *Diosc.* 1, 88.

ἐξαμβλώσκω = ἐξαμβλόω. *Diosc.* 2, 196. 3, 72 (79).

ἐξαμβλώττω = preceding. *Diosc.* 2, 193 (194).

ἐξάμειψις, εως, ἡ, (ἐξαμείβω) *change.* *Plut.* II, 426 D.

ἑξαμέρεια, ας, ἡ, (ἑξαμερής) *division into six parts.* *Stob.* II, 532, 10.

***ἑξάμετρος**, ον, (ἕξ, μέτρον) hexameter, hexametrus, *consisting of six measures (feet).* *Her.* 7, 220. 1, 47, τόνος. *Plat.* Leg. 7, 810 E, ἔπη. *Dion. H.* V, 22, 2. 130, 2, στίχος. *Jos.* Ant. 2, 16, 4. *Sext.* 638, 2. —Τὸ ἑξάμετρον, sc. ἔπος or μέτρον, *the hexameter verse.* *Aristot.* Rhet. 3, 1, 9. *Heph.* 7, 2, καταληκτικὸν εἰς δισύλλαβον. *Hermog.* Rhet. 379, 4, δακτυλικὸν καταληκτικόν. *Paus.* 5, 19, 3. 10, 5, 7. Pseudo-*Demetr.* 89, 21, ἡρωϊκόν.

ἑξαμηναῖος, α, ον, = following. *Vit. Epiph.* 36 D.

ἑξαμηνιαῖος, α, ον, = ἑξάμηνος, *of six months.* *Apollod.* 3, 4, 3, 2. *Gemin.* 788 C. Pseudo-*Jacob.* 6, 1. *Pallad.* Laus. 1092 A.

ἔξαμμα, ατος, τὸ, (ἐξάπτω) *a handle.* *Themist.* 203, 19.—**2.** *A kindling.* *Plut.* II, 958 E.

ἐξαμυγδαλίζω, ίσω, (ἀμύγδαλον) *to carve* figures of *almonds* on anything. *Aquil.* Ex. 25, 33.

ἐξαναβαίνω = ἀναβαίνω *out of.* *Artem.* 191.

ἐξαναβαπτίζω = ἀναβαπτίζω, *to rebaptize.* *Leont. Cypr* 1685 B.

ἐξαναβρύω = ἀναβρύω ἔκ τινος. *Vit. Epiph.* 45 C, ὕδωρ ἀπό τινος, *to cause to gush forth.*

ἐξαναγεννάομαι = ἀναγεννάομαι, *to be born again*. *Jul.* 423 D.

ἐξαναγινώσκω = ἀναγινώσκω. *Plut.* I, 792 F, et alibi.

ἐξανάδοσις, εως, ἡ, (ἀναδίδωμι) *eruption* on the skin. *Aquil.* Lev. 13, 6. 18.

ἐξαναισθητέω = ἀναισθητέω strengthened. *Porphyr.* Abst. 66.

ἐξανακαλύπτω = ἀνακαλύπτω. *Schol. Arist.* Nub. 3.

ἐξανάλωσις, εως, ἡ, (ἐξαναλίσκω) *exhaustion* of strength. *Plut.* I, 312 B.

ἐξαναλωτικός, ή, όν, *consuming*. *Orig.* II, 1164 B.

ἐξανανεόω = ἀνανεόω. *Strab.* 9, 4, 2, p. 285, 12 -σθαι.

ἐξανάστασις, εως, ἡ, *a driving away from, expulsion*. *Polyb.* 2, 21, 9. 2, 35, 4. — **2.** *Resurrection* = ἀνάστασις. *Paul.* Phil. 3, 11. *Theophil.* 1044 A. *Orig.* IV, 221 B.

ἐξανάστροφα (ἐξαναστρέφω), adv. *back-foremost*. *Theoph.* 628, 11, ἐπ' ὄνου κάθησθαι, with the face to the ass's tail. 682, 12 Ἐκάθισαν αὐτὸν ἐπὶ ὄνου σαγματωμένου ἐξανάστροφα κρατοῦντα τὴν οὐρὰν αὐτοῦ, *holding the ass's tail by way of bridle*.

ἐξαναφέρω = ἀναφέρω ἐκ. *Plut.* I, 392 A, et alibi.

ἐξανεμίζω, ίσω, (ἀνεμίζομαι) *to fan, ventilate*. *Schol. Ven.* ad *Hom.* Il. 20, 440.

ἐξανέψιος, ου, ὁ, (ἀνεψιός) *cousin's son*. *Polyb.* 6, 2, 6. *Poll.* 3, 29. *Ammon.* 53 (54). *Synes.* 1497 C.

ἐξανθισμός, οῦ, ὁ, = ἐξάνθημα. *Diosc.* 2, 101.

ἐξανθιστέον = δεῖ ἐξανθίζειν. *Clem. A.* I, 529 C.

ἐξανθρωπίζομαι, *to become human*. *Greg. Nyss.* II, 20 B.

ἐξανιστάνω (ἀνιστάνω), *to cause mental derangement*. *Diosc.* 4, 74.

ἐξάνοιξις, εως, ἡ, (ἐξανοίγω) *an opening*. *Strab.* 16, 1, 10.

ἐξαντλητέον = δεῖ ἐξαντλεῖν. *Antyll.* apud *Orib.* II, 414, 11.

ἑξαούγκιον, ου, τὸ, (ἕξ, οὐγκία) L. *semissis, six per cent.* *Antec.* 3, 7, 1. 2, 13, p. 366 (295).

ἐξαπάγω = ἀπάγω. *Gelas.* 1256 B.

ἐξαπαιτέω = ἀπαιτέω. *Jul.* 349 B.

ἐξαπάτησις, εως, ἡ, = ἀπάτησις. *Iren.* 585 B. *Athen.* 9, 38. *Epiph.* I, 588 A.

ἑξαπέλεκυς, ὁ, ἡ, (ἕξ, πέλεκυς) *with six axes*, with reference to the Roman *fasces*. *Polyb.* 2, 24, 6. 3, 40, 14, ἡγεμών, *praetor*. 3, 40, 11. 3, 106, 6. 33, 1, 5, στρατηγός, *praetor*. 3, 40, 9, ἀρχή, *praetura*. *Diod.* II, 519, 82. *App.* I, 556, 33.

ἐξάπινα = ἐξαπίνης, ἐξαίφνης. *Sept.* Lev. 21, 4. Num. 4, 20. 6, 9. Josu. 11, 7. Sir. 5, 7.

ἑξαπλάζω, *to make sixfold*. *Joann. Mosch.* 3061 C.

ἑξαπλασιάζω, άσω, (ἑξαπλάσιος) *to multiply by six*. *Nicom.* 48.

ἑξάπλευρος, ον, (ἕξ, πλευρά) *with six sides*, as a plane figure. *Plotin.* II, 1152, 12.

***ἑξαπλόος**, ον, (ἕξ) *sixfold*. *Inscr.* 2554, 65. — **2.** Substantively, τὰ ἑξαπλᾶ, *hexapla*, Origen's edition of the Greek translations of the Old Testament. The first column contains the Hebrew text; the second, the Hebrew in Greek letters; the third, the translation of Aquila; the fourth, the Septuagint; the fifth, the translation of Symmachus; the sixth, of Theodotion. *Eus.* II, 557 A. *Epiph.* I, 1076 A. III, 268 B. *Hieron.* I, 838 (643).

***ἐξαπλόω** (ἐξ, ἁπλόω), *to stretch out, spread out*. *Batrach.* 105. *Philon* I, 95, 45. 96, 1. *Erotian.* 148. *Herm.* Vis. 3, 1. *Antyll.* apud *Orib.* III, 634, 8. *Sext.* 676, 3. *Eus.* II, 1169 B. — **2.** *To unfold, explain*. *Philon* I, 302, 34. *Erotian.* 4. Pseudo-*Demetr.* 106, 15. *Sext.* 49, 17.

ἑξαπλόω, ώσω, (ἑξαπλόος) *to multiply by six*. *Max. Conf.* Compnt. 1228 B. 1233 A.

ἐξάπλωσις, εως, ἡ, (ἐξαπλόω) *a spreading, stretching, an extending, unfolding*. *Nicom.* 120. *Philon* I, 385, 33, opposed to πίλησις. *Archigen.* apud *Orib.* II, 158, 5. *Aret.* 6 E. *Sext.* 200, 25. *Greg. Naz.* I, 1076 B. *Cosm. Ind.* 272 C. *Achmet.* 223, ταπήτων. — **2.** *An unfolding, explanation*. *Erotian.* 18. — **3.** *Projection* of the sphere. *Synes.* 1584 B. D.

ἑξάπλωσις, εως, ἡ, (ἑξαπλόω) *the multiplying by six*. *Max. Conf.* Comput. 1228 B.

ἐξαπορέω = ἀπορέω. *Sept.* Ps. 87, 16. *Polyb.* 1, 62, 1, et alibi. *Diod.* II, 507, 90. *Dion. H.* III, 1354, 8. *Paul.* Cor. 2, 1, 8. 2, 4, 8. *Plut.* I, 194 A.

ἐξαπόρησις, εως, ἡ, = ἀπόρησις. *Orig.* II, 1016 A.

ἐξάπορος, ον, = ἄπορος strengthened. *Clim.* 809 B.

ἐξαποστειλάριον, ου, τὸ, (ἐξαποστέλλω) in the *Ritual*, a troparion said or sung just before the Lauds (αἶνοι). *Stud.* 1708 A. *Leo.* 300. [The troparion said or sung immediately before the Lauds during Lent is called φωταγωγικόν; and as the imperative ἐξαπόστειλον, *send out*, occurs in nearly all the φωταγωγικά, it is natural to suppose that the name ἐξαποστειλάριον was originally applied to what was afterward called φωταγωγικόν.]

ἐξαποστελλω (ἀποστέλλω), *to send out, to despatch; to send away, dismiss*. *Sept.* Gen. 8, 10. 31, 42. Lev. 14, 7. 16, 26. Esdr. 1, 1, 25. 1, 4, 4. 44. Judith 7, 32, et alibi.

Polyb. 3, 11, 1. 4, 84, 3, et alibi. *Diod.* 15, 70. *Aristeas* 2.

ἐξαποστολή, ῆς, ἡ, (ἐξαποστέλλω) *a sending forth.* *Sept.* Macc. 3, 4, 4. *Polyb.* 1, 41, 3, et alibi. *Orig.* II, 104 A. B.

ἑξάπους, ουν, verse *consisting of six feet.* *Dion. H.* V, 21, 7, ἡρωϊκόν.

ἐξαποφαίνω = ἀποφαίνω. *Lucian.* III, 241.

ἑξαπτέρυγος, ον, (ἕξ, πτέρυξ) *six-winged* seraph. *Clem. A.* II, 61 A. *Greg. Naz.* II, 52 A.

ἑξάπωλος, ον, (πῶλος) *drawn by six colts* (*horses*). *Herodn.* 5, 6, 16.

ἐξαραίωσις, εως, ἡ, = ἀραίωσις. *Lyd.* 349, 12.

ἐξαράομαι (ἀράομαι), *to be cursed.* *Nicet. Byz.* 741 C.

ἐξαργέω (ἀργέω), *to cause to cease from work.* *Leont. Cypr.* 1737 A.

ἐξαργυρισμός, οῦ, ὁ, = τὸ ἐξαργυρίζειν, L. *adaerare.* *Justinian.* Cod. 12, 38, 19.

ἐξαρεσκεύομαι (ἀρεσκεύομαι), *to delight in.* *Clem. A.* I, 556 B.

ἐξαρίθμησις, εως, ἡ, (ἐξαριθμέω) *enumeration.* *Polyb.* 16, 26, 5. *Apollon. D.* Conj. 511, 26. *App.* II, 287, 21. *Artem.* 17.

ἐξαριθμοζυγοκαμπανοτρυτανίσας, an absurd compound of ἐξαριθμέω, ζυγός. καμπανός, τρυτάνη Pseudo-*Jul.* apud *Basil.* IV, 344 C.

ἑξάριθμος, ον, (ἕξ, ἀριθμός) verse *composed of six numbers* (*feet*). *Schol. Heph.* 7, 1, p. 40.

ἔξαρμα, ατος, τὸ, *altitude* of a star. *Hipparch.* 1013 C, τοῦ πόλου, the latitude of a place. *Gemin.* 789 C. *Strab.* 1, 1, 21, p. 19, 18. 2, 1, 18, p. 116, 23, τοῦ ἡλίου, the meridian altitude. *Plut.* II, 410 E. *Ptol.* Tetrab. 76, τοῦ πόλου. (Compare *Cleomed.* 27, 28 Ὅ τε πόλος ἐξαίρεται.)

ἐξαρμόζω (ἁρμόζω), *to put out of joint, dislocate.* *Jos.* Ant. 8, 3, 6 [(?) *Philostr.* Imagg. 813.]

ἔξαρμος, ον, (ἁρμός) *dislocated.* *Lyd.* 251, 3.

ἐξάρνησις, εως, ἡ, *a denying, renouncing,* in ecclesiastical language. *Iren.* 657 B, τοῦ βαπτίσματος. *Martyr. Poth.* 1429 B, of Christ.

ἔξαρνος, ον, *denying* Christ. *Martyr. Poth.* 1429 B.

ἔξαρσις, εως, ἡ, (ἐξαίρω) *a lifting up, taking* or *pulling up.* *Sept.* Num. 10, 6. — Metaphorically, *destruction.* *Sept.* Jer. 12, 17. *Clem. A.* II, 377 B. — **2.** *A rising, rise.* *Cleomed.* 2, 15.

ἐξάρτημα, ατος, τὸ, (ἐξαρτάω) *anything suspended, weight.* *Tatian.* 17, p. 844 A, σκυτίδων, amulets. *Iambl.* V. P. 250. *Schol. Arist.* Eq. 762, *appendage.*

ἐξάρτησις, incorrect for ἐξάρτισις. *Porph.* Adm. 75, 9.

ἐξάρτια, τὰ, (ἐξαρτίζω) *tackle, tackling.* *Theoph. Cont.* 532, 15. *Gloss.*

ἐξαρτία, ας, ἡ, = ἐξάρτισις. *Basilic.* 53, 3, 12.

ἐξαρτίζω, ίσω, (ἀρτίζω) *to equip, fit out, to complete.* *Diod.* 14, 19, p. 655, 49 as v. l. *Luc.* Act. 21, 5. *Paul.* Tim. 2, 3, 17 -σμένος πρός τι. *Jos.* Ant. 3, 2, 2. *Lucian.* II, 97.

ἐξάρτισις, εως, ἡ, (ἐξαρτίζω) *equipment, baggage.* *Theoph.* 590, 18.

ἐξαρτισμός, οῦ, ὁ, *equipment* of a ship. *Basilic.* 15, 1, 3.

ἐξαρχῆθεν = ἀρχῆθεν. *Philon Carp.* 117 A.

ἐξαρχία, ας, ἡ, (ἔξαρχος) *dominion.* *Damasc.* II, 337 C. — **2.** *Office of* ἔξαρχος. *Mal.* 427, 12.

ἔξαρχος, ου, ὁ, *prefect.* *Const.* III, 620 D. — **2.** Exarchus, *exarch,* the metropolitan whose jurisdiction extends over the whole province; the bishop of a province. *Sard.* Can. 6. *Carth.* Can. 39. *Chal.* 9. 17. — **3.** *Overseer* of monasteries, = ἀρχιμανδρίτης. *Theod.* IV, 1317 C. *Const.* (536), 968 A. *Justinian.* Novell. 133, 4. — **4.** *The moderator* of a council. *Theod.* IV, 1409 C, τῆς συνόδου. *Euagr.* 2445 B.

ἑξάς, άδος, ἡ, (ἕξ) hexas, *the number six.* *Theol. Arith.* 33. *Philon* I, 3, 27. *Plut.* II, 738 F. 1018 D.

ἑξάσημος, ον, (σῆμα) *consisting of six times* (*shorts*). *Drac.* 125, 12. *Aristid. Q.* 36. *Schol. Heph.* 3, 3, p. 23.

ἑξασκελής, ές, (σκέλος) *six-legged.* *Galen.* XII, 475 A.

ἔξασπρος, ον, (ἄσπρος) = ἔκλευκος. *Apocr.* Martyr. Barthol. 2.

ἑξαστάδιος, ον, = ἓξ σταδίων. *Strab.* 5, 3, 7. 14, 3, 8.

ἑξάστερος, ον, = ἕξαστρος. *Eus. Alex.* 453 B.

ἑξάστιχος, ον, = ἓξ στίχων. *Schol. Dion. Thr.* 786, 20.

ἐξαστράπτω (ἀστράπτω), *to flash out,* of lightning. *Sept.* Nahum 3, 3. Ezech. 1, 4. 7. *Luc.* 9, 29. *Eus.* II, 912 C. VI, 1017 B.

ἕξαστρος, ον, (ἕξ, ἄστρον) *of six stars.* *Steph. Diac.* 1097 C.

ἑξασύλλαβος, ον, (συλλαβή) *composed of six syllables.* *Aristid. Q.* 49. 55. *Schol. Arist.* Av. 737.

ἐξασφαλίζω = ἀσφαλίζω strengthened. *Strab.* 17, 1, 54, p. 399, 24. *Jos.* B. J. 2, 8, 7.

ἔξατον, ου, τὸ, (ἐξ, ἔξω) = ἐξώστης. *Gloss. Jur.* Σωλάριον, ἐξαχὴ τοῦ ἐξάτου.

ἑξάτονος ον, (ἕξ, τόνος) *of six tones.* *Plut.* II, 1028 E.

ἐξαττικίζω = ἀττικίζω. *Phryn.* P. S. 12, 26. — **2.** *To render Attic.* *Phot.* III, 372 A.

ἐξατωρία, ας, ἡ, (exantoro) *exemption from military service.* *Leo.* Tact. 20, 71. *Suid.* Ἐξατωρεία . . . .

ἐξαυγάζομαι = αὐγάζω, *to shine forth.* *Philostrg.* 589 B.

ἐξαύγεια, ας, ἡ, (ἐξαυγής) *effulgence.* *Method.* 361 C.

by Microso

ἐξαυθαδιάζομαι = αὐθαδειάζομαι. *Jos.* Ant. 15, 10, 4.

ἐξαυθέντησις, εως, ἡ, (αὐθεντέω) *the lording it over. Stud.* 1820 A.

ἐξαυλακίζω (αὐλακίζω), *to make into a brook; to pour forth. Lyd.* 173, 13. 259, 8.

ἐξαυχενισμός, οῦ, ὁ, (αὐχήν) *refractoriness. Aquil.* Nahum 3, 1. *Hieron.* VI, 1254 A. (Compare ἐκτραχηλίζω.)

ἐξαφανισμός, οῦ, ὁ, = ἀφανισμός. *Orig.* IV, 516 C.

ἐξαφίω, see ἀφίω.

ἐξαφορίζω = ἀφορίζω, *to separate. Iren.* 1043 A.

ἐξαφρίζω, *to make foamy. Diosc.* 2, 101. *Basil.* I, 73 B.

ἐξαφρισμός, οῦ, ὁ, (ἐξαφρίζω) *the being made foamy* or *frothy. Clem. A.* I, 297 B.

ἐξαφρόω = ἐξαφρίζω. *Clem. A.* I, 308 A.

ἑξάχειρ, ειρος, ὁ, ἡ, (χείρ) *six-handed. Lucian.* I, 816.

ἑξάχους, ουν, *holding six χόες. Plut.* I, 91 D.

ἑξάχρονος, ον, (χρόνος) *consisting of six times (shorts)*; as – – –, – ⏑ – ⏑. *Heph.* 3, 2.

ἑξάψαλμος, ον, *consisting of six ψαλμοί.* In the *Ritual*, ὁ ἑξάψαλμος, *the Six Psalms*, namely, the 3d, 37th, 62d, 87th, 102d, and 142d. They form the most solemn part of ὄρθρος. *Stud.* 1705 B τὸ ἑξάψαλμον, unusual.

ἔξαψις, εως, ἡ, (ἐξάπτω) *illumination*, a display of lights. *Mal.* 206, 13.

ἑξαωρία, ας, ἡ, (ἑξάωρος) *the sixth hour* of the day (noon). *Pallad.* Laus. 1211 D.

ἑξάωρος, ον, (ὥρα) *of six hours. Nicom.* 52.

ἐξεάω (ἐάω), *to let go. Apocr.* Act. et Paul. 77.

ἐξέγερσις, εως, ἡ, (ἐξεγείρω) *an awakening, raising* from sleep. *Polyb.* 9, 15, 4. *Dion. H.* I, 588, 1. *Jos.* B. J. 3, 5, 3. *Plut.* I, 949 E, et alibi. *Athen.* apud *Orib.* III, 164, 8.

ἐξεδαφίζω = ἐδαφίζω strengthened. *Sibyll.* 8, 39. *Orig.* VII, 241 D.

ἐξεθίζω = ἐθίζω. *Philon* II, 363, 16. 391, 21.

ἐξείκασμα, ατος, τὸ, (ἐξεικάζω) *likeness. Jul.* 247 D.

ἐξεικονίζω, ίσω, (εἰκονίζω) *to form completely. Sept.* Ex. 21, 23. 22 Μὴ ἐξεικονισμένον, *unformed. Plut.* II, 445 C. *Hippol.* Haer. 238, 14. 248, 72. — **2.** *To typify. Iren.* 1, 17, 1.

ἔξειμι, *to go out, to depart. Gelas.* 1269 D, τὸν βίον, *to depart this life.*

ἐξειρωνεύομαι = εἰρωνεύομαι, *Jos.* Ant. 15, 3, 6. 15, 7, 4, et alibi.

ἐξελασία, ας, ἡ, *a driving out* of cattle. *Polyb.* 12, 4, 10.

ἐξελαστικός, ή, όν, = οἷος ἐξελαύνειν. *Moschn.* 35.

ἐξελαστέον = δεῖ ἐξελαύνειν. *Clem. A.* I, 445 C.

ἐξελατέον = preceding. *Jul.* 300 C.

ἐξελευθέριος, ον, = ἐλευθέριος. *Porphyr.* V. Pyth. 50.

ἐξελεύθερος, ὁ, = ἀπελεύθερος. *Cic.* Attic. 6, 5.

ἐξελευθερόω = ἀπελευθερόω. *Dion C.* 60, 28, 1.

ἐξέλευσις, εως, ἡ, (ἐξέρχομαι) *a going out. Sept.* Reg. 2, 15, 20. *Apocr.* Act. Philipp. 31.

ἐξελιγμός, οῦ, ὁ. (ἐξελίσσω) *revolution* of a planet. *Gemin.* 853 A. *Nicom.* 74. — **2.** *Evolution*, in military language. *Ael. Tact.* 27, 1. *Arr.* Anab. 3, 15, 2.

ἐξέλιξις, εως, ἡ, = preceding. *Plotin.* II, 999, 3.

ἐξελκόω = ἑλκόω strengthened. *Diod.* 14, 88. *Jos.* Ant. 2, 14, 4.

ἐξελληνίζω = ἑλληνίζω, *to make Greek*, as a word. *Jos.* Ant. 1, 6, 1. *Plut.* I, 69 B. *Phryn.* 379. *Orig.* IV, 172 C.

ἐξεμβλάριον, incorrect for ἐξεμπλάριον.

ἐξέμεσις, εως, ἡ. (ἐξεμέω) *a vomiting forth. Epiph.* II, 517 D.

ἐξεμπλάριον, ου, τὸ, the Latin exemplar. *Ignat.* 645 B. 677 A. 717 A. *Method.* 388 A.

ἐξέμπλιον, ου, τὸ, the Latin exemplum, *pattern. Porph.* Cer. 469.

ἐξεναντίας = ἐξ ἐναντίας, *opposite, before*, in front. *Sept.* Reg. 2, 11, 15. Sap. 4, 19. Macc. 1, 4, 12. 1, 9, 45. 1, 11, 68.

ἐξενδύομαι = ἐκδύομαι. *Greg. Dec.* 1204 B.

ἐξενεχυριάζω = ἐνεχυριάζω. *Diog.* 6, 99.

ἐξεντερίζω, ίσω, (ἔντερον) *to take out the entrails. Diosc.* 2, 67. 4, 149 (151), p. 633, the ἐντεριώνη of a plant.

ἐξεόω = ἐξωθέω. *Afric.* 84 C. *Epiph.* I, 696 C. 957 A. 1072 B. II, 189 C. *Socr.* 320 D. *Eustrat.* 2317 C. [It must have been suggested by ἔωσα, the aorist of ὠθέω.]

ἐξεραίνω = ἐξεράω? *Polyb.* 8, 8, 3.

ἐξέραμα, ατος, τὸ, (ἐξεράω) *vomit. Petr.* 2, 2, 22.

ἐξέρασμα = preceding. *Petr.* 2, 2, 22 as v. l.

ἐξεραυνάω = ἐξερευνάω. *Sept.* Judic. 5, 14. Ps. 118, 2; as v. l. *Petr.* 1, 1, 10.

ἐξεργαστικῶς (ἐξεργαστικός), adv. *elaborately. Cornut.* 217. *Apollon. D.* Synt. 282, 10.

ἐξερεδατεύω, ευσα, the Latin exheredo, = ἀποκηρύσσω, *to disinherit. Antec.* 1, 11, 3.

ἐξερεδᾶτος, ον, exheredatus, *disinherited. Antec.* 2, 13, 5. 2, 18, 5.

ἐξερείδω = ἐρείδω strengthened. *Polyb.* 8, 6, 6, et alibi. *Diosc.* 1, 88.

ἐξέρεισις, εως, ἡ, (ἐξερείδω) *a leaning upon. Polyb.* 6, 23, 4, αἱ πρὸς τὴν γῆν.

ἐξέρεισμα, ατος, τὸ, *prop, support. Longin.* 40, 4.

ἐξερεύνησις, εως, ἡ, (ἐξερευνάω) *inquiry, search;* stronger than ἔρευνα. *Sept.* Ps. 63, 7. *Basil.* I, 357 D.

ἐξερευνητικός, ή, όν, *good as a scout.* *Strab.* 3, 3, 6.

ἐξέρευξις, εως, ἡ, (ἐξερεύγω) *a belching out.* *Aret.* 14 D. *Theophyl. B.* IV, 317 B.

ἐξερίζω (ἐρίζω), *to dispute, resist.* *Plut.* I, 649 D. *Clem. R.* 1, 45, εἰς τοσοῦτον θυμοῦ, *to be contumacious.* *App.* II, 387, 7.

ἐξεριθεύομαι (ἐριθεύω), *to inveigle.* *Polyb.* 10, 25, 9, τοὺς νέους.

ἐξέρισμα = ἔρισμα. *Porphyr.* Abst. 1, 10, p. 17.

ἐξεριστικός, ή, όν, *disputatious: obstinate, stubborn.* *Galen.* VIII, 159 A. *Diog.* 10, 143.

ἐξέρκετον, ου, τὸ, = ἐξέρκιτος. *Martyr. Areth.* 10. *Chron.* 566. 592, 18. *Mal.* 394.

ἐξέρκιτος, ὁ, the Latin exercitus. *Schol. Antec.* 2, 13, 6.

ἐξερμηνεύω (ἑρμηνεύω), *to translate, to interpret.* *Polyb.* 2, 15, 9. *Dion. H.* I, 1693. III, 1640, 16. *Plut.* II, 383 D. *Anast. Sin.* 1053 C. D.

ἐξέρπω, *to cause to creep forth.* *Sept.* Ps. 104, 30, βατράχους, *brought forth.* *Aquil.* Gen. 1, 20. Ex. 1, 7. *Epiph.* I, 237 B.

ἐξέρχομαι, *to go out,* transitive. *Sept.* Gen. 44, 4, τὴν πόλιν, = τῆς πόλεως. Josu. 2, 19. *Philon* I, 372, 50. *Orig.* III, 445 B.

ἐξεστός, incorrect for ἐκζεστός.

ἐξέτασις, εως, ἡ, = ἐπισκοπή, *census.* *Jos.* Ant. 3, 12, 4.

ἐξετασμός, οῦ, ὁ, = ἐπισκοπή, *visitation.* *Sept.* Sap. 4, 6.

ἐξεταστήριον, ου, τὸ, (ἐξεταστής) *test.* *Orig.* I, 572 A.

ἐξετεροτροπέω, ήσω, (ἑτερότροπος) *to be different.* *Cyrill. A.* VI, 880 D.

ἐξέτι = ἔτι ἐκ. *Eus.* II, 524 B Τὰς θείας φωνὰς ἐξέτι παιδὸς ἐνησκημένος.

ἐξευγενίζω = εὐγενίζω. *Orig.* I, 992 A. *Eus.* V, 88 B. *Pallad.* Laus. 1212 A. *Mal.* 71, 22.

ἐξευδιάζω (εὐδιάζομαι), *to calm.* *Philon* II, 345, 21.

ἐξευμενίζω = εὐμενίζω. *Philon* I, 168, 38. II, 533, 3. *Jos.* Ant. 11, 5, 4. 12, 2, 13. *Plut.* I, 176 B.

ἐξευμενισμός, οῦ, ὁ, *propitiation.* *Orig.* I, 1613 B.

ἐξευμενιστέον = δεῖ ἐξευμενίζειν. *Orig.* I, 1612 C.

ἐξευνουχίζω = εὐνουχίζω. *Philon* I, 224, 28. 289, 15. *Moschn.* 142, p. 91. *Plut.* II, 692 C. *Orig.* III, 1260 A.

ἐξευτελίζω = εὐτελίζω. *Jos.* Ant. 18, 1, 3. *Plut.* I, 681 C.

ἐξευτελισμός, οῦ, ὁ, *a vilifying, contempt.* *Dion. H.* VI, 814, 14.

ἐξευτονέω = εὐτονέω. *Epict.* 4, 1, 147.

ἐξευφραίνομαι = εὐφραίνομαι. *Sept.* Ezech. 23, 41 as v. l. *Hermes Tr.* Poem. 17, 9.

ἐξεφημερία, ας, ἡ, = ἐφημερία. Pseud-*Athan.* IV, 908 C.

ἐξέχω, *to stand out.* *Philostr.* 72 Τὸ εἰσέχον τε καὶ ἐξέχον, *relief,* in painting. — **2.** Mid. ἐξέχομαι, *to hold, to cling, to adhere.* *Dion. H.* I, 202, 13. *Dion Chrys.* II, 205, 25. *Clem. A.* I, 384 A. 393 A, τινός.

ἐξηγέομαι, *to translate* from one language into another. *Just.* Tryph. 71. 124.

ἐξηγηματικός, ή, όν, = ἐξηγητικός. *Men. Rhet.* 142, 5.

ἐξήγησις, εως, ἡ, *translation.* *Jos.* Ant. Prooem. 3. *Just.* Tryph. 68. 71. 124.

ἐξηγητικός, ή, όν, (ἐξηγητής) *explanatory, expository.* *Plut.* I, 539 B. *Hermog.* Rhet. 225, 21. *Poll.* 4, 41. 42. *Sext.* 420, 14. *Clem. A.* I, 820 A. II, 588 A. *Orig.* I, 900 C. 1085 B, *commentary.* *Anatol.* 213 A, νόμου.

ἐξηγητικῶς, adv. *in an explanatory manner.* *Poll.* 4, 42. *Sext.* 196, 13. *Syncell.* 2, 10.

ἐξηγορία, ας, ἡ, (ἐξαγορεύω) *utterance, speech.* *Sept.* Job 22, 22. 33, 26.

ἑξηκοντάβιβλος, ον, (ἑξήκοντα, βίβλος) *consisting of sixty books.* *Psell.* 927 A.

ἑξηκονταδύο = ἑξήκοντα δύο, *sixty-two.* *Theodtn.* Dan. 5, 31.

ἑξηκονταεννέα = ἑξήκοντα ἐννέα, *sixty-nine.* *Sept.* Esdr. 1, 2, 13.

ἑξηκονταέξ = ἑξήκοντα ἕξ, *sixty-six.* *Sept.* Gen. 46, 26. Reg. 3, 10, 14.

ἑξηκονταεπτά = ἑξήκοντα ἑπτά. *Sept.* Esdr. 1, 5, 15.

ἑξηκονταετία, ας, ἡ, (ἔτος) *period of sixty years.* *Plut.* I, 873 C.

ἑξηκοντάκλινος, ον, (κλίνη) *containing sixty couches.* *Diod.* 16, 83.

ἑξηκονταοκτώ = ἑξήκοντα ὀκτώ, *sixty-eight.* *Sept.* Nehem. 11, 6.

ἑξηκονταπέντε = ἑξήκοντα πέντε, *sixty-five.* *Sept.* Num. 3, 50. *Clem. A.* I, 872 C.

ἑξηκοντάπηχυς, υ, (πῆχυς) *sixty cubits long.* *Jos.* B. J. 5, 5, 5. 7, 8, 3.

ἑξηκοντάς, άδος, ἡ, *the number sixty.* *Strab.* 2, 5, 7, p. 170, 7. *Iambl.* 208, 9.

ἑξηκονταστάδιος, ον, = ἑξήκοντα σταδίων. *Strab.* 6, 2, 3. 17, 1, 41. 17, 3, 14.

ἑξηκοντατέσσαρες, α, = ἑξήκοντα τέσσαρες, *sixty-four.* *Aristid. Q.* 49. *Clem. A.* I, 845 B. 872 C.

ἑξηκοστός, ή, όν, *sixtieth.* — Substantively, τὸ ἑξηκοστόν, *one sixtieth of a degree.* Πρῶτον ἑξηκοστόν, *minute* (′). Δεύτερον ἑξηκοστόν, *second* (″). *Gemin.* 812 A. *Orig.* II, 77 B.

ἑξηκοστοτέταρτος, η, ον, *sixty-fourth.* *Nicom.* 77. *Heron Jun.* 96, 13. 81, 4, et alibi.

ἐξηλιάζω, άσω, (ἡλιάζω) *to expose to the sun, to hang in the open air.* *Sept.* Reg. 2, 21, 6, τινά τινι.

ἐξῆλιξ, ικος, ὁ, ἡ, (ἧλιξ) *not of age.* *Did. A.* 708 B.

ἐξηλιόομαι = ἡλιόομαι. *Plut.* II, 929 D.

ἐξηλλαγμένως (ἐξαλλάσσω), adv. *unusually, peculiarly: differently.* *Diod.* 2, 42. *Nicom.* 83. *Plut.* II, 745 F. *Sext.* 328, 10.

ἐξηλόω (ἡλόω), *to unnail, unfasten.* *Achmet.* 147. *Vit. Nil. Jun.* 49 A.

ἐξήμερος, see ἐξαήμερος.

ἐξημέρωσις, εως, ἡ, = ἡμέρωσις. *Plut.* I, 69 F, et alibi.

ἐξήνιος, ον, (ἡνίον) *unbridled.* *Plut.* II, 510 E. *Cyrill. A.* II, 133 A.

ἐξηπειρόω = ἠπειρόω. *Strab.* 1, 3, 7, p. 80, 10, et alibi.

ἐξηρημένως, adv. *abstractly.* *Procl.* Parm. 688 (99). Pseudo-*Dion.* 693 B.

ἑξήρης, εος, ἡ, (ἕξ) *a ship with six banks of oars.* *Polyb.* 1, 26, 11. 16, 7, 1. *Plut.* I, 778 B. *App.* I, 514, 42.

ἑξηρικός, ή, όν, *pertaining to an* ἑξήρης. *Polyb.* Frag. Hist. 35, πλοῖον, = ἑξήρης.

ἑξῆς, adv. *in order.* *Hipparch.* 1036 B Καὶ τὰ ἑξῆς, *and so forth.* *Ael. Tact.* 6, 1. 2 Κατὰ τὸ ἑξῆς, *and so on.* *Hermog.* Rhet. 60, 5. *Galen.* II, 280 A. *Sext.* 250, 1. *Schol. Arist.* Plut. 780 Εἰς τὸ ἑξῆς, = τὸ λοιπόν.

ἐξησκημένως (ἐξασκέω), adv. *elaborately.* *Cyrill. A.* I, 304 B.

ἐξησσάομαι or ἐξηττάομαι = ἡττάομαι. *Dion. H.* II, 1189, 11. *Philon* I, 179, 15.

ἐξητασμένως (ἐξετάζω), adv. *accurately, carefully.* *Philon* I, 238, 28. *Anton.* 1, 16. *Orig.* I, 581 B. 940 A.

ἐξηχέω (ἠχέω), *to sound forth: to utter.* *Sept.* Sir. 40, 13, neuter. Joel 3, 14, neuter. *Polyb.* 30, 4, 7, τὸ κύκνειον, *the swan's dying song.* *Philon* I, 475, 14. II, 24, 22. *Paul.* Thess, 1, 1, 8. *Poll.* 1, 118. *Clem. A.* I, 464 C, τινὰ τῷ ψόφῳ, *to annoy one with the sound.* *Hippol.* Haer. 214, 13, ἐξηχηθέντες, *instructed.* *Greg. Th.* 1069 B.—**2.** *To be deranged* or *insane.* *Polem.* 277.

ἐξηχία, ας, ἡ, (ἔξηχος) *derangement, insanity.* *Mal.* 134, 22. *Solom.* 1332 A.

ἔξηχος, ον, (ἦχος) *out of tune.* Hence, *deranged, insane.* *Clim.* 721 C Τὸν ἔξηχον ὑποκρίνεσθαι, *to play the madman.* *Leont. Cypr.* 1712 B. 1721 A. *Vit. Nil. Jun.* 152 A.

ἐξηχόω, ώσω, *to make* one *crazy.* *Leont. Cypr.* 1729 B.

ἐξιδιάζομαι (ἰδιάζομαι) = ἰδιοῦμαι. *Diphil.* apud *Antiatt.* 96, 31. *Polyb.* 8, 27, 7. *Diod.* 1, 23. 5, 77. *Strab.* 12, 3, 11. 16, 2, 29. *Phyrn.* 199, condemned.

ἐξιδιασμός, οῦ, ὁ, *appropriation.* *Strab.* 17, 1, 8, p. 352, 12.

ἐξιδιοποιέομαι (ἰδιοποιέομαι) = ἰδιοῦμαι. *Diod.* 5, 57. 14, 21. *Apollon. D.* Synt. 199, 6. *Clem. A.* I, 1012 B. II, 281 B.

ἐξίδρωσις, εως, (ἐξιδρόω) *sweat, perspiration.* *Plut.* II, 949 E.

ἐξιλαρόω, ώσω, (ἱλαρός) *to cheer.* *Athen.* 10, 16, p. 42 E.

ἐξίλασις, εως, ἡ, (ἐξιλάσκομαι) *propitiation.* *Sept.* Num. 29, 11. *Diog.* 1, 110. *Porphyr.* Aneb. 31, 1. *Iambl.* 43, 8.

ἐξίλασμα, ατος, τὸ, = ἐξιλασμός. *Sept.* Reg. 1, 12, 3. Ps. 48, 8.

ἐξιλασμός, οῦ, ὁ, (ἱλάσκομαι) *propitiation, expiation, atonement.* *Sept.* Ex. 30, 10 as v. l. Lev. 23, 27. Num. 5, 8 as v. l. Par. 1, 28, 11, et alibi. *Anast. Sin.* 1809 A.

ἐξιλαστέον = δεῖ ἐξιλάσκεσθαι. *Synes.* 1369 D.

ἐξιλαστικός, ή, όν, *propitiatory.* *Cornut.* 201.

ἐξιλεόω = ἐξιλάσκομαι. *Strab.* 4, 4, 6. *Hermog.* Rhet. 24, 8.

ἐξινιάζω, άσω, = following. *Athen.* 9, 70, p. 406 A.

ἐξινίζω, ίσω, (ἴς ἰνός) *to take out the fibres.* *Ruf.* apud *Orib.* II, 276, 4.

ἐξιόω (ἰόω), *to clean from rust.* *Epict.* 4, 11, 13.

ἐξιππάζομαι (ἱππάζομαι), *to ride out.* *Sept.* Habac. 1, 8. *Jos.* Ant. 9, 3, 2. *Plut.* I, 470 E.

ἐξιππεύω (ἱππεύω) = preceding. *Diod.* 17, 78. 20, 24. *Plut.* I, 1047 A. *App.* I, 272, 32. 321, 79.

ἕξιππον, ου, τὸ, (ἕξ, ἵππος) *six-horse chariot.* *Polyb.* 31, 3, 11.

ἐξιπωτικός, ή, όν, = δυνάμενος ἐξιποῦν. *Galen.* XIII, 686 A, et alibi.

ἐξισάζω = ἰσάζω, *to make equal.* *Sept.* Sir. 35, 9. *Strab.* 2, 1, 31. 17, 3, 1. *Sext.* 149, 27.

ἐξισασμός, οῦ, ὁ, *an equalling, equality.* *Simplic.* 29 (15).

ἐξισόω, ώσω, *to assess.* *Basil.* IV, 496 A Τοῦ ἐξισοῦντος Ναζιανζόν, *the assessor of Nazianzus.*

ἐξιστάνω = ἐξίστημι. *Sept.* Macc. 3, 1, 25. *Luc.* Act. 8, 9.

ἐξιστάω = ἐξίστημι. *Luc.* Act. 8, 9 as v. l.

ἐξίστημι, *to scare, frighten.* *Cedr.* I, 588, 21 Ἐξέστησάς με, ἄνθρωπε. Pseudo-*Basil.* IV, 345 C Τῷ ἐξεστηκότι οἴνῳ, *pricked wine.*

ἐξιστορητέον = δεῖ ἐξιστορεῖν. *Clem. A.* I, 1216 B.

ἐξισχναίνω = ἰσχναίνω. *Dion C.* Frag. 17, 11. *Greg. Th.* 1076 B.

ἐξίσωσις, εως, ἡ, (ἐξισόω) L. *exaequatio, peraequatio, equalization.* *Plut.* I, 88 B. 813 A, τῶν χρημάτων. II, 1078 A.—**2.** *Assessment.* *Basil.* IV, 324 A. *Justinian.* Cod. 1, 4, 26, § α΄.

ἐξισωτής, οῦ, ὁ, (ἐξισόω) L *peraequator, assessor*. *Eus*. II, 1152 C. *Basil*. IV, 713 B. Pseudo-*Lucian*. III, 606. 607. *Justinian*. Cod. 1, 4, 26, § α΄.

ἐξιτηλία, ας, ἡ, *the being* ἐξίτηλος. *Cyrill*. *A*. I, 156 B. 472 D.

ἐξιτήλως (ἐξίτηλος), adv. *by fading away*, etc. *Orig*. II, 1108 B. C. *Eus*. VI, 988 B.

ἐξιτήριος, ον, (ἔξειμι) *belonging to departure*. Ἐξιτήριος λόγος, *a farewell address*. *Greg*. *Naz*. II, 529 A. 600 C. *Stud*. 892 C. — **2.** Substantively, τὸ ἐξιτήριον, *farewell address*. *Greg*. *Naz*. III, 1024 A.

ἐξιτητός, ή, όν, = ἐξιτός. *Alciphr*. 3, 30.

ἐξιχνέομαι = ἐξιχνεύω. *Philon* I, 256, 40.

ἐξίχνευσις, εως, ἡ, = τὸ ἐξιχνεύειν. *Geopon*. 2, 6, 22.

ἐξιχνευτέον = δεῖ ἐξιχνεύειν. *Clem*. *A*. I, 172 C. *Method*. 80 A.

ἐξιχνιάζω = ἐξιχνεύω. *Sept*. Judic. 18, 2. Job 5, 27. Sap. 6, 24. Sir. 1, 3, et alibi.

ἐξιχνιασμός, οῦ, ὁ. *investigation*, *examination*. *Sept*. Judic. 5, 16 as v. l. *Aquil*. Job 11, 7. 38, 16. Ps. 94, 4.

ἑξκαίδεκα = ἓξ καὶ δέκα, *sixteen*. *Plut*. II, 367 E.

ἑξκαιδεκάεδρος, ον, (ἕδρα) *with sixteen sides* (*faces*). *Ptol*. Tetrab. 222 τὸ ἑξκαιδεκάεδρον, solid.

ἑξκαιδεκαετηρίς, ίδος, ἡ, (ἔτος) *period of sixteen years*. *Gemin*. 809 B.

ἑξκαιδεκασύλλαβος, ον, (συλλαβή) *consisting of sixteen syllables*. *Heph*. 10, 12.

ἑξκαιδέκατος, η, ον, *sixteenth*. *Eus*. V, 232 D ἓξ καὶ δέκατος. *Eutych*. 2396 B.

ἑξκαιεβδομηκονταετηρίς, ίδος, *period of seventy-six years*. *Gemin*. 816 C.

ἑξκαιπεντηκονταπλάσιος, α, ον, *fifty-six times as large*. *Plut*. II, 925 C.

ἑξκαιτεσσαρακοντάμετρος, ον, = ἓξ καὶ τεσσαράκοντα μέτρων. *Schol*. *Arist*. Pac. 974.

ἐξκεπτάριος. ου, ὁ, (excepto) = ὑποδέκτης τοῦ σίτου, *corn receiver*, a public officer. *Lyd*. 208, 1 ἐκσκεπτάριος.

ἐξκέπτωρ, ορος. ὁ, the Latin exceptor, *copier*. *Epiph*. II, 376 C. *Nil*. 213 A. 269 A. 337 A. *Chal*. 1029 D. 1036 B.

ἐξκουβιτάριος, ου, ὁ, = ἐξκουβίτωρ. *Nic*. II, 681 D.

ἐξκούβιτον, ου, τὸ, = οἱ ἐξκουβίτορες collectively considered. *Const*. III, 628 E. *Porph*. Cer. 484, 14. *Leo Gram*. 295.

ἐξκούβιτος, ου, ὁ, = ἐξκουβίτωρ. *Const*. IV, 784 A. *Nicet*. *Paphl*. 493 B. *Genes*. 12, 16. *Porph*. Them. 33, 8. Cer. 11, 16. 23, et alibi. *Theoph*. *Cont*. 610 ἐκκούβιτος.

ἐξκουβίτωρ, ορος, ὁ, the Latin excubitor, *one of the imperial palace-guard*. *Nil*. 357 A. *Lyd*. 130, 20. *Proc*. I, 460, 13. *Evagr*. 4, 2. *Simoc*. 136, 10. *Chron*. 597. 606, 11. 611, 16, et alibi. *Nic*. *CP*. Histor. 36, 7.

ἐξκουσατεύω, ευσα, (ἐξκουσᾶτος) *to plead as an excuse*, *to excuse one from* doing anything. *Antec*. 1, 23, 5, ἑαυτοὺς τῆς ἐπιτροπῆς. *Basilic*. 57, 5, 9. 5, 1, 6 -σθαί τινος, *to be exempt*.

ἐξουσατίων, ωνος, ἡ, excusatio, *exemption*, *immunity*. *Antec*. 1, 22, 6.

ἐξκουσᾶτος, η, ον, the Latin excusatus, *exempt*. *Justinian*. Novell. 59, 2. *Porph*. Cer. 488, 19.

ἐξκουσεία, ας, ἡ, = ἐξκουσατίων. *Suid*. (undefined).

ἐξκουσεύω, ευσα, = ἐξκουσατεύω. *Chron*. 584, 8. *Mal*. 356, 19 ἐκκουσεύω *Roman* et *Porph*. 266. *Joann*. *Ant*. 177 C.

ἐξόγκωσις, εως, ἡ, = τὸ ἐξογκοῦν. *Antyll* apud *Orib*. I, 437, 13.

*ἐξοδεία ας, ἡ, (ἐξοδεύω) *religious procession*. *Inscr*. 4697, 42, τῶν ναῶν.

ἐξοδεύω. εύσω, (ὁδεύω) *to march out*, *to make an expedition : to march in procession*. *Sept*. Esdr. 1, 4, 23. Macc. 1, 15, 41. 2, 12, 19. *Polyb*. 5, 95, 6, et alibi. *Diod*. 19, 63. II, 521, 71. *Nicol*. *D*. 132. *Strab*. 14, 1, 45. *Jos*. Ant. 17, 8, 3. *Plut*. I, 343 C. — Metaphorically, *to depart this life*. *Sept*. Judic. 5, 27 ἐξοδευθείς. *Nic*. I, 13. *Greg*. *Nyss*. II, 232 C, τοῦ βίου. *Epiph*. II, 517 A, *to be about to be buried*. — **2.** *To swerve*. *Clementin*. 25 B -θῆναί τινος.

ἐξοδία, ας, ἡ, (ἔξοδος) *a marching out : expedition*. *Sept*. Deut. 16, 3. Reg. 2, 11, 1. Esdr. 1, 4, 23 as v. l. *Polyb*. 5, 54, 3. 8, 26, 1.

*ἐξοδιάζω, άσω, *to spend*, *expend* money. *Inscr*. 2448, V, 26. 30. VII, 14. 25 ἐξοδιάξει, Doric. *Sept*. Reg. 4, 12, 12 -σθῆναι ἐπί τι. *Nicol*. *D*. 160, *to waste*. *Apophth*. 169 B. *Porph*. Adm. 119, τὶ εἴς τινα. *Achmet*. 47.

ἐξοδιακός, ή, όν, (ἐξόδιος) *pertaining to burial*, *funeral*. *Const*. III, 1032 D, κράββατος, *hearse*.

ἐξοδιάριος, ου, ὁ, exodiarius, *player in the* ἐξόδιον of a play. *Lyd*. 152, 22.

ἐξοδίασις, εως, ἡ, (ἐξοδιάζω) *expenditure : pay*. *Theod*. III, 1039 A.

ἐξοδιασμός, οῦ, ὁ, *expedition* against. *Polyb*. 23, 6, 1, Φιλίππου τῶν ἐπὶ Θρᾴκης πόλεων. — **2.** *Expenditure*. *Artem*. 84. *Melamp*. 481.

ἐξοδιαστικός, ή, όν, *funeral*. — Substantively, τὸ ἐξοδιαστικόν, *the burial service*. *Euchol*. p. 419 Ἀκολουθία τοῦ ἐξοδιαστικοῦ τῶν μοναχῶν, *the order for the burial of monks*. 420, τῶν κοσμικῶν.

ἐξοδίζω, ίσω, (ἔξοδος) = ἐκκομίζω, *to carry out* a corpse to the grave. *Joann*. *Mosch*. 2932 B.

ἐξοδικῶς, adv. *extensively*, *fully*, *thoroughly*. *Diog*. 9, 64. *Porphyr*. Prosod. 112.

ἐξόδιος, ον, *final.* — **2.** Substantively, τὸ ἐξόδιον, **(a)** *end, catastrophe. Plut.* I, 565 A. 706 C. — *Greg. Naz.* II, 373 B, *death.* — **(b)** *funeral, funeral procession,* = ἐκφορά. *Clim.* 1065 D. *Anast. Sin.* 504 B. *Porph.* Cer. 630, 21. *Achmet.* 301. — **(c)** *solemn assembly. Sept.* Lev. 23, 36. Deut. 16, 8. Par. 2, 7, 9. *Philon* II, 298, 2.

ἔξοδος, ου, ἡ, *a going out.* — Metaphorically, *departure from this life, decease, death. Sept.* Sap. 3, 2. 7, 6. *Philon* II, 388, 3. *Luc.* 9, 31. *Petr.* 2, 1, 15. *Jos.* Ant. 4, 8, 2, p. 227, τοῦ ζῆν. *Just.* Tryph. 105, τοῦ βίου. *Clem. A.* I, 1228 A. II, 516 B. 608 B. 385 A, τῆς ψυχῆς. *Orig.* III, 281 B. — **2.** *Funeral procession, funeral,* = ἐξόδιον. *Const. Apost.* 6, 30. — **3.** *An outlaying, expenditure, expense, cost;* opposed to εἴσοδος. *Polyb.* 6, 13, 1. 2. 6, 14, 2. *Dion. H.* IV, 2070, 12. *Mal.* 60, 10. *Theoph.* 359. *Porph.* Cer. 462, 4. 471, 9, τοῦ φοσσάτου. — **4.** *Exodus,* the second book of the Pentateuch, because it contains an account of the *departure* of the Hebrews *from Egypt. Philon* I, 472, 49. 509, 17.

ἐξοιδαίνω = ἐξοιδέω. *Aret.* 76 A.

ἐξοίδησις, εως, ἡ, (ἐξοιδέω) *a swelling. Aster.* 233 C.

ἐξοικειόομαι = οἰκειόομαι strengthened. *Strab.* 4, 1, 8. 2, 3, 4, p. 149, 6, et alibi. *Jos.* B. J. 1, 8, 9. 1, 28, 1. *Plut.* II, 649 E. — *Anton.* 4, 1 Ἐξῳκείωσεν ἑαυτῷ τὰ ἐπιφορούμενα, from ἐξοικειόω.

ἐξοικιστέον = δεῖ ἐξοικίζειν. *Clem. A.* I, 445 C.

ἐξοικοδόμησις, εως, ἡ, = οἰκοδόμησις. *Jos.* Ant. 19, 7, 2.

ἔξοικος, ον, (οἶκος) *houseless. Sept.* Job 6, 18. *Sophrns.* 3349 D.

ἔξοισις, εως, ἡ, = ἐκφορά, *a bringing* or *carrying out. Jos.* Ant. 17, 4, 1.

ἐξοιστικός, ή, όν, (ἐκφέρω) *extravagant. Ptol.* Tetrab. 11, χαρά.

ἐξοιστός, ή, όν, (ἐκφέρω) *brought out;* opposed to ἀνέξοιστος. *Sext.* 217, 1.

ἐξοιστράω = following. *Basil.* III, 213 B. *Nemes.* 724 A.

ἐξοιστρέω (οἰστρέω), *to drive mad, to madden. Philon* I, 380, 2. *Lucian.* I, 315. *Iren.* 1, 13, 2. *Basil.* III, 452 A.

ἐξοιωνίζομαι (οἰωνίζομαι), L. *abominor, to deprecate. Plut.* I, 855 D. II, 289 B. [Apparently a Latinism.]

ἐξολέθρευμα, ἐξολέθρευσις, ἐξολεθρεύω, see ἐξολόθρευμα, ἐξολόθρευσις, κ. τ. λ.

ἐξολέκω = ἐξόλλυμι. *Sibyll.* 4, 136.

ἐξολιγωρέω = ὀλιγωρέω strengthened. *Philon* II, 181, 23.

ἐξολίσθησις, εως, ἡ, (ὀλίσθησις) *a slipping, fall. Eus.* II, 893 B.

ἐξολκή, ῆς, ἡ, (ἐξέλκω) *a drawing out. Paul. Aeg.* 350.

ἐξολόθρευμα, ατος, τὸ, = following. *Sept.* Reg. 1, 15, 21, v. l. ἐξολέθρευμα.

ἐξολόθρευσις, εως, ἡ, (ἐξολοθρεύω) *utter destruction. Sept.* Ps. 108, 13. Ezech. 9, 1. Macc. 1, 7, 7. *Theodtn.* Deut. 24, 1 Βιβλίον ἐξολοθρεύσεως, = βιβλίον ἀποστασίου — Also ἐξολέθρευσις as v. l. *Sept.* Judic. 1, 17. Ps. 108, 13, etc.

ἐξολοθρευτής, οῦ, ὁ, *destroyer. Athan.* III, 356 A.

ἐξολοθρευτικός, ή, όν, *destructive. Schol. Arist.* Plut. 443.

ἐξολοθρεύω, εύσω, (ὀλοθρεύω) *to destroy utterly. Sept.* Ex. 22, 20. Josu. 23, 15. Judith 6, 2. Ps. 142, 12. *Luc.* Act. 3, 23. *Jos.* Ant. 8, 11, 1. *Plut.* I, 965 E. — Also, ἐξολεθρεύω as v. l. *Sept.* Gen. 17, 14. Ex. 12, 15. 19. Lev. 17, 4, etc. *Luc.* Act. 3, 23. *Clem. R.* 1, 14. 15. *Barn.* 7 (Codex ℵ).

ἐξόλου (ἐξ, ὅλος), adv. = ὅλως, ἀρχήν, *at all. Theophil.* 1129 C.

ἐξομβρέω (ὀμβρέω), *to pour out like rain. Sept.* Sir. 1, 19. 10, 13. Pseudo-*Chrys.* IX, 852 C.

ἐξομήρευσις, εως, ἡ, (ἐξομηρεύω) *a demanding of hostages. Plut.* I, 36 E. 146 A.

ἐξομιλέω, *to win over. Polyb.* 7, 4, 6. 32, 4, 2.

ἐξομοιόω = ὁμοιόω. *Orig.* VII, 184 A -σθαί τινος = τινι.

ἐξομοιωτικός, ή, όν, (ἐξομοιόω) *assimilative. Clem. A.* I, 749 C, τῷ θεῷ.

ἐξομολογέω (ὁμολογέω), *to confess, admit, agree, promise. Luc.* 22, 6. — **2.** Mid. ἐξομολογέομαι, **(a)** *to confess, admit, agree, promise. Sept.* Tobit 11, 16. 12, 22. Macc. 2, 7, 37. *Strab.* 1, 2, 35, p. 65, 13, τὴν μυθογραφίαν. *Paul.* Phil. 2, 11, ὅτι. *Apoc.* 3, 5, τὸ ὄνομα. *Plut.* I, 71 A, et alibi. *Lucian.* I, 818. *Sext.* 660, 1. — **(b)** *to confess* one's sins; said of the penitent. *Matt.* 3, 6, τὰς ἁμαρτίας. *Marc.* 1, 5. *Luc.* Act. 19, 18. *Jacob.* 5, 16, ἀλλήλοις τὰ παραπτώματα. *Jos.* Ant. 8, 4, 6. B. J. 5, 10, 5. *Barn.* 19, ἐπὶ ἁμαρτίαις σου. *Clem. R.* 1, 51. *Iren.* 588 B. 592 A. *Orig.* III, 645 D. *Eus.* II, 596 A. *Basil.* III, 1284 C. *Macar.* 228 B, διὰ ἱερέων. *Chrys.* II, 240 B. *Nil.* 497 A, τὰ σφάλματα. *Soz.* 1457 C. *Eus. Alex.* 336 B, τὰς ἁμαρτίας τοῖς πρεσβυτέροις. *Clim.* 681 B. (Compare *Joann.* Epist. 1, 1, 9.) — **(c)** *to be in a penitent state, to be penitent, to do penance. Basil.* IV, 800 B. — **(d)** *to praise, to thank,* = αἰνέω, εὐχαριστέω. A Hebraism. *Sept.* Gen. 29, 35, τοῦτο κυρίῳ. Reg. 2, 22, 50. Par. 1, 16, 4. Ps. 6, 6. 17, 50. 56, 10. Sir. 39, 6 *Matt.* 11, 25. *Luc.* 10, 21. *Paul.* Rom. 14, 11. *Orig.* I, 464 C. *Basil.* I, 313 A. —

3. *To confess, shrive,* said of the priest. *Euchol.* p. 673. — *Anast. Sin.* 760 A. B ἐξομολογῶ, of the penitent.

ἐξομολόγησις, εων, ἡ, (ἐξομολογέω) *confession, profession; admission.* *Plut.* I, 169 A. 505 D, et alibi. *Diog.* 9, 104. — **2.** Exomologesis, *confession* of sins. *Sept.* Josu. 7, 19? *Clem. A.* II, 280 A. *Hippol.* 621 B. C. *Tertull.* I, 1162 A. 1243 B (1222 C). *Orig.* I, 560 A. III, 309 A. 336 C. 648 A. *Cyprian.* Epist. 10, 2. 11, 2. *Pamphil.* 1556 C. *Eus.* VI, 536 A. *Basil.* IV, 764 B Τὸν τῆς ἐξομολογήσεως ψαλμόν, the 50th (51st) psalm. *Chrys.* I, 611 D. *Pallad.* Laus. 1107 B. *Clim.* 684 D. (See also *Basil.* I, 332 A. III, 1036 A. *Nil.* 496 D, seq. *Socr.* 613 A.) — **3.** *Penance,* = μετάνοια. *Basil.* IV, 672 A. 804 A. — **4.** *Praise* = αἴνεσις, εὐχαριστία. *Sept.* Judith 15, 14. *Basil.* I, 313 A.

ἐξομολογητικός, ή, όν, *thankful.* *Philon* I, 60, 11.

ἐξομολογουμένως (ἐξομολογέομαι), adv. *confessedly.* *Clem. A.* II, 268 B.

ἐξόμφαλος, ου, ὁ, (ὀμφαλός) *a swelling of the navel,* a disease. *Diosc.* 4, 70. *Galen.* II, 274 A.

ἐξονειδιστικός, ή, όν, (ἐξονειδίζω) *reproachful, abusive.* *Anton.* 1, 16.

*ἐξονειριασμός, οῦ, ὁ, = ἐξονειρωγμός. *Diocl.* apud *Orib.* III, 177, 10.

ἐξονυχίζω (ὀνυχίζω), *to pare the nails.* *Orib.* I, 431, 3, ῥόδα, picking the petals. — *Theophyl. B.* IV, 316 B ἐξονυχίζομαι, *my nails are drawn out.* — **2.** *To make subtle distinctions,* = λεπτολογέομαι. *Herodn. Gr.* Philet. 402 (443). *Artem.* 31. *Athen.* 3, 52.

ἐξόπλιστος, ον, (ἐξοπλίζω) *well armed.* *Achmet.* 281.

ἔξοπλος, ον, (ὅπλον) *unármed.* *Polyb.* 3, 81, 2.

ἐξοργάω = ὀργάω. *Plut.* II, 652 C.

ἐξορθρίζω = ὀρθρίζω. *Aquil.* Ps. 109, 3.

ἐξορία, ας, ἡ, (ἐξόριος) *exile, banishment.* *Eus.* II, 968 A. *Socr.* 581 B. *Const.* (536), 1153 A. — *Triod.* Ἡ ἐξορία τοῦ Ἀδάμ, *the expulsion of Adam from Paradise;* commemorated on *Quinquagesima.*

ἐξόριος, ον, (ὅρος) *exiled.* *Clem. A.* II, 757 C. *Eus.* VI, 696 C.

ἐξόρισις, εως, ἡ, = ἐξορισμός. *Athan.* II, 820 C.

ἐξορισμαῖος, ον, (ἐξόρισις) *exiled, banished.* *Hes.* Δηπορτᾶτος . . . .

ἐξορισμός, οῦ, ὁ, (ἐξορίζω) *exile, banishment.* *Dion. H.* II, 872, 11. *Plut.* II, 549 A. *Theophil.* 1093 A. *Eus.* II, 900 A.

ἐξοριστέος, α, ον, = ὃν δεῖ ἐξορίζειν. *Clem. A.* I, 433 B. *Synes.* 1088 C.

ἐξοριστία, ας, ἡ, = ἐξόρισις. *Athan.* I, 253 A. D.

ἐξορκίζω, *to adjure.* *Sept.* Gen. 24, 3 Καὶ ἐξορκιῶ σε κύριον τὸν θεὸν ἵνα μὴ λάβῃς, *that thou shalt not take.* *Diod.* 1, 21, p. 24, 100, πάντας μηδενὶ δηλώσειν. *Matt.* 26, 63 Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς. *Plut.* II, 174 C. — **2.** Exorcizo, *to exorcize.* *Just.* Tryph. 76. 85. 30 Ἐξορκιζόμενα κατὰ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ. *Barn.* 16, p. 773 B. *Theophil.* 1061 B. *Doctr. Orient.* 696 C. *Archel.* 1445 B. *Const.* I, 7, αὐτούς. (Compare *Iren.* 829 A. *Tertull.* I, 447 B. *Orig.* I, 665 B. 745 A. 1425 B. C.)

ἐξορκισμός, οῦ, ὁ, (ἐξορκίζω) *a swearing, administering of an oath.* *Polyb.* 16, 21, 6. — **2.** Exorcismus, *exorcism.* *Iren.* 672 C. *Tertull.* I, 657 B. II, 56 B. 748 B.

ἐξορκιστής, οῦ, ὁ, exorcista, *exorcist.* ' *Luc.* Act. 19, 13. *Ptol.* Tetrab. 182. *Cyprian.* Epist. 16, p. 269 A. *Eus.* II, 621 A. *Basilic.* 3, 3, 5.

ἐξόρκωσις, εως, ἡ, (ἐξορκόω) = ἐξορκισμός. ·*Jos.* Ant. 8, 2, 5.

ἐξόρμησις, εως, ἡ, (ἐξορμάω) *a rousing: a rushing against.* *Arr.* Anab. 1, 11, 5. *Dion C.* 75, 6, 4.

ἔξορος, ον, = ἐξόριος. *Dion. Alex.* 1264 B.

ἐξορρόω (ὀρρόω), *to curdle.* *Clem. A.* I, 312 A, bis.

ἐξορυγμός, οῦ, ὁ, = following. *Gelas.* 1245 C.

ἐξόρυξις, εως, ἡ, (ἐξορύσσω) *a digging out.* *Eus.* II, 1353 D. *Athan.* II, 1304 D, ὀφθαλμῶν.

ἐξορχέομαι, *to mock, insult: disgrace.* *Epict.* 3, 21, 16. 13, *by divulging.* *Plut.* II, 867 B. *Lucian.* I, 601. II, 277. *Tatian.* 864 B. *Malchio* 257 A. *Clem. A.* I, 709 C.

ἐξοσιόω = ἀφοσιόω. *Diod.* 15, 9. *Plut.* I, 139 B. II, 586 F.

ἐξοστεΐζω, ίσω, (ὀστέον) L. exosso, *to bone: to core.* *Diosc.* 2, 95. 5, 86, p. 748. *Ruf.* apud *Orib.* II, 277, 7.

ἐξότε = ἐξ ὅτε, ἐξ οὗ, *since.* *Mal.* 172.

ἐξότου = ἐξ ὅτου, *since the time when, since.* *Eus.* II, 749 A ἐξότουπερ. *Martyr. Ignat.* (inedit.) 3 Τί δέ σοι προσέκρουσε . . . . ἐξότου ἤρξοτο;

ἐξουδενέω = ἐξουδενόω. *Sept.* Reg. 1, 10, 19. Ezech. 21, 10. *Marc.* 9, 12 as v. l. *Aquil.* Prov. 11, 12. *Philon Carp.* 140 B. — Also, ἐξουθενέω. *Sept.* Reg. 1, 2, 30. 1, 8, 7. Par. 3, 26, 16. Prov. 1, 7. Sap. 3, 11. 4, 18. Sir. 19, 1. Ezech. 22, 8. *Luc.* 18, 9. 23, 11. *Paul.* Cor. 1, 1, 28, et alibi. *Jos.* B. J. 6, 5, 4. *Just.* Apol. 1, 63.

ἐξουδενισμός, οῦ, ὁ, = ἐξουδένωσις. *Aquil.* Ps. 122, 4.

ἐξουδενόω, ώσω, (οὐδενόω) *to set at naught, to despise.* *Sept.* Judic. 9, 38. Reg. 1, 15, 23. 26. Ps. 14, 4. Eccl. 9, 16. Sir. 34, 22. 47,

by Microc

7. Macc. 1, 3, 14. *Marc.* 9, 12. *Basil.* I, 260 A. — Also, ἐξουθενόω. *Sept.* Reg. 1, 8, 7. Sir. 34, 31 as v. l.

ἐξουδένωμα, ατος, τὸ, *contempt.* *Sept.* Ps. 89, 5. *Theodtn.* Dan. 4, 14.

ἐξουδένωσις, εως, ἡ, *contempt.* *Sept.* Ps. 106, 40. 122, 3. 4. — Also, ἐξουθένωσις. *Leont. Cypr.* 1692 C.

ἐξουδενωτέον = δεῖ ἐξουδενοῦν. *Basil.* I, 188 B.

ἐξουθενέω, see ἐξουδενέω.

ἐξουθένημα, ατος, τὸ, = ἐξουδένωμα. *Sept.* Ps. 21, 7, λαοῦ.

ἐξουθενητής, οῦ, ὁ, (ἐξουθενέω) *contemner.* *Hippol.* Haer. 82, 25.

ἐξουθενητικός, ή, όν, *inclined to contemn.* *Diog.* 7, 119.

ἐξουθενόω, **ἐξουθένωσις**, see ἐξουδενόω, ἐξουδένωσις.

ἐξουκόντιος, ον, (ἐξ οὐκ ὄντων), *out of nothing.* *Athan.* II, 749 A, ἐπωνυμία. — **2.** Substantively, οἱ Ἐξουκόντιοι, *the Ex-Nihilians*, an epithet applied to the Arians, because they maintained that *the Son was created out of nothing* (ἐξ οὐκ ὄντων). *Socr.* 360 C. *Soz.* 1205 A. (See also *Alex. A.* 553 A. *Arius* apud *Epiph.* II, 212 B. *Eus.* VI, 840 A.)

ἐξουρισμός, οῦ, ὁ, = οὔρησις. *Diosc.* Eupor. 2, 109, p. 308.

ἐξουσία, ας, ἡ, *power, authority.* *Luc.* Act. 8, 19 Δότε κἀμοὶ τὴν ἐξουσίαν ἵνα λαμβάνῃ. *Joann.* 17, 2 Καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκὸς ἵνα. *Barn.* 744 A Τὸ ἄρχειν ἐξουσία ἐστὶν ἵνα τις ἐπιτάξας κυριεύσῃ. *Eust. Ant.* 632 A Ἐπ' ἐξουσίας εἶχεν ἀνάξαι. *Eus.* II, 828 B Μηδενὶ ἐξουσία δοθῇ ὥστε ἐπιτρῖψαι. *Athan.* I, 433 C Λαμβάνοντες ἐξουσίαν ἵνα υἱοὶ θεοῦ γένωνται.

2. *License, liberty: opportunity.* *Strab.* 1, 2, 17, ποιητική, *poetic license.* *Lucian.* I, 556. *Clem. A.* I, 585 A, *excess.* *Athan.* I, 725 A Μετ' ἐξουσίας λοιπὸν κοιμᾶσθαι μετὰ Εὐστολίου. — **3.** *Potestas, magistracy, office.* *Dion. H.* III, 1307, 2, ἡ ὕπατος, L. *consulatus, consulship.* 1695, 8, ἡ ταμιευτική, L. *quaestura, quaestorship.* 1866, 12, ἡ τῶν δημάρχων, L. *tribunitia potestas, tribunatus, tribuneship.* IV, 2142, 11, ἡ ὑπατική. *Plut.* II, 813 C. — Metonymically, *magistrates.* *Luc.* 12, 11. *Paul.* Rom. 13, 1, et alibi. *Martyr. Poth.* 1416 A. 1429 A. — **4.** *Power, authority, mightiness*, as a title. *Gregent.* 597 C, ἡ ἡμετέρα. *Cedr.* II, 193, 23. — **5.** Plural, αἱ ἐξουσίαι, *potestates,. Potentates*, one of the angelic orders. *Petr.* 1, 3, 22? *Patriarch.* 1053 C. *Orig.* I, 472 D. (See also ἄγγελος.)

ἐξουσιάζω, άσω, (ἐξουσία) *to be in authority, to have power, to rule.* *Sept.* Esdr. 2, 7, 24. Nehem. 5, 15. 9, 37. Eccl. 2, 19. 5, 18. 8, 4. 8, ἐν πνεύματι, *over the spirit.* 8, 9, ἐν ἀνθρώπῳ. Macc. 1, 10, 70. *Dion. H.* III, 1864, 4. *Luc.* 22, 25, τινός. *Paul.* Cor. 1, 6, 12 -σθήσομαι. 7, 4, τινός. *Hippol.* Haer. 186, 37. — **2.** *To give power* to do anything. *Sept.* Eccl. 6, 2, αὐτῷ τοῦ φαγεῖν.

ἐξουσιάρχης, ου, ὁ, (ἄρχω) *ruler.* *Andr. C.* 905 A. — *Porph.* Cer. 679, 4, the title of the ruler of Armenia. *Cedr.* II, 498, 11.

ἐξουσιαρχία, ας, ἡ, *power, authority.* Pseudo-*Dion.* 240 B.

ἐξουσίαρχος, ου, ὁ, = ἐξουσιάρχης. *Achmet.* 258, p. 239.

ἐξουσιαστής, οῦ, ὁ, (ἐξουσιάζω) *ruler.* *Sept.* Esai. 9, 6. *Chrys.* IV, 60 B. — *Porph.* Cer. 679, 4, as a title. *Achmet.* 258, p. 239.

ἐξουσιαστικός, ή, όν, *authoritative.* *Diogenian.* apud *Eus.* III, 456 A. *Symm.* Eccl. 8, 4. *Hippol.* Haer. 490, 17. *Iambl.* Myst. 75, 5. Pseudo-*Dion.* 240 A.

ἐξουσιαστικῶς, adv. *authoritatively.* *Polyb.* 5, 26, 3. *Orig.* II, 581 C. *Iambl.* V. P. 434.

ἐξουσιοκράτωρ, ορος, ὁ, (κρατέω) *ruler*, the title of the lord of Alania. *Porph.* Adm. 80. Cer. 679, 4.

ἐξουσιοποιός, ά, όν, (ποιέω) *that creates power.* Pseudo-*Dion.* 240 B.

ἐξούσιος, ον, (οὐσία) *deprived of property.* *Philon* II, 528, 19.

ἐξουσιότης, ητος, ἡ, = ἐξουσία. Pseudo-*Dion.* 240 A.

ἐξοφθαλμίζω, ίσω, (ὀφθαλμός) *to blind.* *Basilic.* 20, 1, 13, § 4.

ἐξόφθαλμος, ον, *manifest, clear, obvious.* *Polyb.* 1, 10, 3.

ἐξοφρυόομαι = ὀφρυόομαι *exceedingly.* *Cyrill. A.* I, 672 C.

ἐξοχάδες, ων, αἱ, exochadium = ἐξοχαί, *piles*, a disease. *Leo Med.* 181.

ἐξοχετεία, ας, ἡ, (ἐξοχετεύω) *a drawing* of water *into a channel.* *Strab.* 4, 6, 7, p. 322, 5.

ἐξοχή, ῆς, ἡ, (ἐξέχω) *prominence, projection, protuberance;* opposed to εἰσοχή. *Sept.* Job 39, 28. *Strab.* 12, 2, 4. 30. *Diosc.* 3, 16 (18). *Sext.* 271, 6, *elevation, relief.* *Orig.* III, 857 C. D. *Nemes.* 648 B, *relief*, in painting. — **2.** *Excellence, eminence, prominence.* *Cic.* Att. 4, 15. *Luc.* Act. 25, 23. — Κατ' ἐξοχήν, F. *par excellence, by way of eminence.* *Tryph.* Trop. 283. *Strab.* 1, 2, 10. *Philon* I, 65, 6. II, 3, 5. *Apollon. D.* Synt. 26, 15. 88, 2. *Herodn. Gr.* Schem. 604, 18. *Galen.* II, 3 C. — **3.** *Piles*, in the plural. *Diosc.* 3, 84 (94), αἱ περὶ τὸν δακτύλιον.

ἔξοχος, ον, *eminent.* Superlative ἐξοχώτατος, L. *eminentissimus, most excellent*, as a title. *Inscr.* 4483. *Chal.* 1292 B.

ἐξοχυρόω = ὀχυρόω. *Jos.* Ant. **13**, 5, 11. 14, 15, 10. *Plut.* I, 133 F.

Micros

ἐξπεδῖτοι, οἱ, the Latin expediti = εὔζωνοι, γυμνοί, ἕτοιμοι πρὸς μάχην. *Lyd.* 158, 29.

ἐξπέδιτον, ου, τὸ, (expeditus) *army*. *Justinian.* Novell. 117, 11. *Chron.* 618, 12. *Mal.* 98, 22. 309. 336. *Leo.* Novell. 120. *Suid.* Ἐξπέδιτα .... — **2.** Expeditio, *expedition.* *Antec.* 2, 13, 6. *Chron.* 584. — **3.** *Muster*, the assembling of an army. *Leo.* Tact. 4, 1. 11, 6.

ἐξπελλευτής, οῦ, ὁ, compulsor, *collector of debts*. *Justinian.* Cod. 10, 11, 9. Novell. 128, 6. *Cyrill. Scyth.* V. S. 327 B. 340 B ἐξπηλλευτής.

ἐξπιλάτωρ, ορος, ὁ, the Latin expilator, *pillager, marauder.* *Phoc.* 188, 11.

ἐξπιλεύω, ευσα, the Latin expilo, *to pillage.* *Porph.* Cer. 447, 15. *Phoc.* 215.

ἔξπλικτος, ον, the Latin explicatus, *alert*, in military language. *Mauric.* 1, 12. 9, 3. 11, 5. *Leo.* Tact. 17, 23, et alibi.

ἐξπλωράτωρ, ορος, ὁ, the Latin explorator, = κατάσκοπος, *pioneer.* Pseud-*Anton.* apud *Just.* Apol. 1, 71, p. 437 A. *Mauric.* 7, 4. 6, 1. 9, 5. *Leo.* Tact. 17, 97.

ἐξσκουσᾶτος, incorrect for ἐξκουσᾶτος.

ἐξτίλλιος, ὁ, the Latin sextilis. *Mal.* 184, 21.

ἐξτράνεος, the Latin extraneus, = ἐξωτικός. *Antec.* 2, 19, 3.

ἐξτραορδινάριος, α, ον, the Latin extraordinarius, = ἐπίλεκτος. *Basilic.* 60, 30, 2. — *Polyb.* 6, 26, 6 ἐκτραορδινάριος.

ἐξυγραίνω = ὑγραίνω strengthened. [*Clem. A.* I, 501 B ἐξυγρασμένος.]

ἐξυδαρόω, ώσω, (ὑδαρής) *to render watery.* *Alex. Aphr.* Probl. 26, 9. *Eus.* VI, 97 D. *Macar.* 676 D. *Simplic.* 354. Pseud-*Athan.* IV, 512 D.

ἐξυδάτωσις, εως, ἡ, (ἐξυδατόω) *the rendering watery.* *Orig.* I, 696 A = κατακλυσμός, *the deluge.* *Caesarius* 1077.

ἐξυλακτέω = ὑλακτέω. *Plut.* II, 39 B.

ἐξυλίζω = ὑλίζω. *Galen.* X, 537 A.

ἐξυμενίζω, ίσω, (ὑμήν) *to deprive of the membrane*, to remove the membrane from anything. *Diosc.* 2, 86. 87. *Paul. Aeg.* 174.

ἐξυμενιστέον = δεῖ ἐξυμενίζειν. *Diosc.* 2, 89.

ἐξυμενιστήρ, ῆρος, ὁ, *dissecting-knife.* *Paul. Aeg.* 92.

ἐξυπεροπτάω (ὀπτάω), *to overroast.* *Galen.* X, 528 D.

ἐξυπνιάζω = ἐξυπνίζω. *Aquil.* Prov. 23, 35.

ἐξυπνιαστικός, ή, όν, (ἐξυπνιάζω) *used for waking.* *Pallad.* 1210 C, σφυρίον.

ἐξυπνίζω, ίσω, (ἔξυπνος) = ἀφυπνίζω, *to wake*, active. *Joann.* 11, 11. *Herodn. Gr.* Philet. 406. *Phryn.* 224, condemned. *Moer.* 56. — Mid. ἐξυπνίζομαι, *to awake.* *Sept.* Judic. 16, 14. Reg. 3, 3, 15. Job 14, 12. *Patriarch.* 1104 D. *Plut.* II, 979 E. *Cels.* apud *Orig.* I, 1146 D. *Ant.* 6, 31.

ἐξυπνισμός, οῦ, ὁ, (ἐξυπνίζω) *a waking.* *Hippol.* Haer. 184, 87. *Basil.* III, 932 B.

ἔξυπνος, ον, (ὕπνος) *awakened.* *Sept.* Esdr. 1, 3, 3. *Luc.* Act. 16, 27. *Jos.* Ant. 11, 3, 2. *Patriarch.* 1056 C. *Anton.* 6, 31. 10, 13.

ἐξυπνόω, ώσω, = ἐξυπνίζομαι. Pseudo-*Jos.* Macc. 5. *Symm.* Ps. 138, 18.

ἐξυποστρέφω = ὑποστρέφω, *to return*, neuter. *Socr.* 416 B.

ἐξυφαίνω, *to unweave.* *Porph.* Adm. 119, 20.

ἐξυφαιρέω = ὑφαιρέω. *Tit. B.* 1213 A.

ἐξυφαντέον = δεῖ ἐξυφαίνειν, in the classical sense. *Clem. A.* I, 529 B.

ἐξυφάπτω = ὑφάπτω. *Eus.* II, 872 C.

ἐξυψόω = ὑψόω. *Sept.* Sir. 1, 30. Dan. 3, 51.

ἐξύω = ὕω. *Method.* 49 A.

ἔξω, *out, without.* *Epict.* 2, 11, 21 Βάλε ἔξω ἐκ τοῦ ζυγοῦ. — **2.** In ecclesiastical Greek, οἱ ἔξω ὄντες, or simply οἱ ἔξω, *those who are without, those not converted to Christianity; the heathen, gentiles, idolaters.* *Paul.* Cor. 1, 5, 12, et alibi. *Greg. Th.* 1081 A, φιλόσοφοι. *Eus* V, 117 A, σοφοί. *Athan.* I, 276 B. *Basil.* I, 5 C. 516 B, λόγου τοῦ καθ' ἡμᾶς. *Greg. Nyss.* II, 13 A. III, 901 A.

ἐξωβίγλιον, ου, τὸ, = ἐξώβιγλον. *Porph.* Cer. 490, 4.

ἐξώβιγλον, ου, τὸ, (ἔξω, βίγλα) *picket*, in military language; opposed to ἐσώβιγλον. *Phoc.* 202.

ἐξώβλητος, ον, (βάλλω) *to be cast out* or *rejected.* *Did. A.* 548 B.

ἔξωθεν, *without.* — **2.** In ecclesiastical language, ὁ ἔξωθεν, οἱ ἔξωθεν, = οἱ ἔξω. *Paul.* Tim. 1, 3, 7. *Just.* Cohort. 10. 11. 14. 25. *Orig.* I, 937 B. *Ant.* 5, ἐξουσία, *secular.* *Eus.* II, 148 A, παιδεία. 764 A, μαθήματα. *Chrys.* X. 9 C. — **3.** *Besides, in addition.* *Inscr.* 3509, 4. 4290. *Can. Apost.* 85.

ἐξωκεανίζω, ίσω, (ὠκεανός) *to sail* or *to carry into the ocean.* *Polyb.* 34, 4, 5. *Strab.* 1, 2, 10. 35.

ἐξωκεανισμός, οῦ, ὁ, *the carrying into the ocean.* *Strab.* 1, 2, 10. 37.

Ἐξωκιόνιον, **Ἐξωκιονίτης**, incorrect for Ἑξακιόνιον, Ἑξακιονίτης.

ἐξώνησις, εως, ἡ, = ὤνησις, *purchase.* *Joann. Hier.* 468 A. *Syncell.* 518, 8. *Phoc.* Novell. 297.

ἐξωπράτης, ου, ὁ, (πράτης) *seller from without*, a country merchant who sells to a city merchant. *Gregent.* 616 A.

ἐξωραΐζω = ὡραΐζω. *Philostrg.* 588 A. *Cyrill. A.* I, 324 B.

ἑξώροφος, ον, (ὄροφος) *with six stories* (*basements*). *Diod.* 14, 51. *App.* I, 487, 38.

ἔξωσμα, ατος, τὸ, (ἐξωθέω) *expulsion, banishment.* *Sept.* Thren. 2, 14. *Orig.* III, 637 C.

ἐξωστάριον, ου, τὸ, = following. *Leo.* Novell. 220.

ἐξώστης, ου, ὁ, (ἔξω) L. *maenianum, balcony. Antec.* 4, 6, 2. *Justinian.* Cod. 8, 10, 12, § ε΄. *Basilic.* 58, 2, 1. 58, 11, 9.

ἐξώστρα, ας, ἡ, (ἐξώστης) a stage machine, so called. *Polyb.* 11, 6, 8. *Poll.* 4, 127. 129. — **2.** *Balcony* = ἐξώστης. *Symm.* Reg. 4, 1, 2.

ἐξωτερικός, ή, όν, exotericus, *exoteric. Clem. A.* II, 89 B, συγγράμματα of Aristotle. *Orig.* I, 668 B, exoteric doctrine of the Christians (669 A. 720 B). — Οἱ ἐξωτερικοί, Pythagorean *novices ;* opposed to ἀκροαματικοί. *Cic.* Att. 4, 16. Fin. 5, 12. *Gell.* 20, 5. *Iambl.* V. P. 448.

ἐξωτικός, ή, όν, (ἔξω) exoticus, *outer. Epict.* Ench. 33, 6 as v. l. *Porphyr.* Abst. 311. *Athan.* I, 300 D, *secular,* = *Basil.* III, 944 A. *Mal.* 449, 11, πόλεις, with reference to Constantinople. — **2.** Extraneus, *not akin, not related by blood* to any one; opposed to συγγενής, οἰκεῖος. *Inscr.* 2686. 3371. 4248. *Antec.* 1, 11, 2, et alibi. *Porph.* Novell. 240.

ἐξώτερος, α, ον, *outer. Sept.* Ezech. 10, 5. 40, 20. *Strab.* 3, 2, 7. *Matt.* 8, 12, et alibi.

ἐξωτέρως, adv. *on the outside. Macar.* 484 B.

ἐξωφανής, ές, (φαίνω) *external, exterior. Cyrill. A.* I, 141 B Τὰ ἐξωφανῆ τοῦ νόμου.

ἐξώφορος, ον, (φέρω) *brought out, published. Iambl.* V. P. 482.

ἐοικώς, υῖα, ός, (ἔοικα) *like. Nicom.* 69 Ἄρτιον, περιττὸν, τέλειον, τὰ ἐοικότα, *and the like. Sext.* 12, 26 Καθάπερ αἶγες, αἴλουροι, καὶ τὰ ἐοικότα.

ἑορτάζω, *to celebrate Easter. Dion. Alex.* 1336 B.

ἑορταῖος, α, ον, = ἑόρτιος. *Dion. H.* II, 817, 6.

ἑορτάσιμος, ον, (ἑόρτασις) *festive, festal. Jos.* Ant. 11, 6, 13. *Plut.* II, 270 A. *Lucian.* III, 394. *Iren.* 1, 6, 3, τέρψις. — In the *Ritual,* ἑορτάσιμος ἅγιος, *a saint whose feast is solemnly celebrated,* as Saint Basil.

ἑόρτασμα, ατος, τὸ, = ἑόρτασις. *Sept.* Sap. 19, 15. *Method.* 376 B.

ἑορτασμός, οῦ, ὁ, = ἑόρτασις. *Plut.* II, 1101 C.

ἑορταστέον = δεῖ ἑορτάζειν. *Greg. Naz.* II, 429 B.

ἑορταστής, οῦ, ὁ, *one who celebrates a feast. Max. Tyr.* 20, 44. *Poll.* 1, 34.

ἑορταστικός, ή, όν, *festive, festal. Eus.* II, 681 B, ἐπιστολή, *festal letter, Easter letter,* a complimentary letter sent by one bishop to another, or by a bishop to a public functionary, during the paschal days. *Athan.* II, 1176 B. *Theophil. Alex.* 53 A. *Theod.* IV, 1180 (*Soz.* 1544 C), γράμματα = ἐπιστολή. *Chron.* 685, 14, κύκλος, *cyclus paschalis.* — **2.** Substantively, τὰ ἑορταστικά, sc. δῶρα, *paschal presents. Laod.* 37. *Chal.* 1561 B.

ἑορταστικῶς, adv. *festally, festively. Damasc.* III, 669 A.

ἑορτή, ῆς, ἡ, *religious festival.* Ἡ ἑορτὴ τοῦ πάσχα, *the feast of the passover. Sept.* Ex. 34, 25. *Luc.* 2, 41. *Joann.* 13, 1. 2, 23. Also, without τοῦ πάσχα, *Sept.* Ex. 12, 14. *Matt.* 26, 5, et alibi. *Plut.* II, 671 D. — Ἡ ἑορτὴ τῶν ἀζύμων, *the feast of unleavened bread,* = ἡ ἑορτὴ τοῦ πάσχα. *Sept.* Ex. 23, 15. 34, 17. Deut. 16, 16. *Luc.* 22, 1 Ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα — Ἡ ἑορτὴ τῆς σκηνοπηγίας, *the feast of tabernacles. Sept.* Deut. 16, 16. 31, 11. *Joann.* 7, 2. *Plut.* II, 671 D.

2. *Church feast.* Particularly, *the Christian Passover* or *Easter,* the greatest of all church feasts. *Dion. Alex.* 1336 A (*Iren.* 1228 C). *Eus.* II, 181 B. C. 1057 D. *Athan.* I, 232 C. 613 A. *Greg. Naz.* II, 624 B. *Greg. Nyss.* II, 221 B. — Δεσποτικὴ ἑορτή, *a Dominical feast,* a church feast in commemoration of some leading event in the history of Christ. The Dominical feasts are Πάσχα, Χριστούγεννα, Φῶτα, Πεντηκοστή, Ἀνάληψις, Περιτομή, Μεταμόρφωσις. *Cyrill. A.* X, 1041 A. *Gregent.* 597 A. *Cyrill. Scyth.* V. S. 265 C. *Doroth.* 1829 B. *Porph.* Adm. 82, 21. *Gregent.* 596 C, *Sunday.* (See also *Procl. CP.* 705 B. *Joann. Nic.* 1448 D.) — In the *Ritual,* θεομητορικὴ ἑορτή, *a feast in honor of the Deipara,* applied chiefly to τὸ Γεννέθλιον or ἡ Γέννησις, τὰ Εἰσόδια, ὁ Εὐαγγελισμός, and ἡ Κοίμησις — *Soz.* 1536 B Ἐπίσημος ἑορτή, *a great church feast.*

ἑόρτιος, ον, *festal. Greg. Naz.* II, 625 A. III, 1023 A. *Damasc.* III, 545 B. 680 D.

ἑορτολόγιον, ου, τὸ, (ἑορτή, λέγω) *register of church feasts. Suid.*

ἑορτώδης, ες, = ἑόρτιος. *Philon* I, 450, 37. *Jos.* Ant. 16, 2, 1.

ἐπαγανακτέω (ἀγανακτέω), *to be indignant at. Jos.* B. J. 2, 13, 3. 2, 19, 3. *Plut.* I, 606 D. *Clem. A.* I, 649 B.

ἐπαγγελία, ας, ἡ, *announcement. Sept.* Macc. 1, 10, 15. *Joann.* Epist. 1, 1, 5 as v. l. *Sext.* 312, 6. — **2.** *Command. Polyb.* 9, 38, 2. *Luc.* Act. 23, 21. — **3.** *Promise. Sept.* Esth. 4, 7. *Polyb.* 1, 66, 12. 1, 67, 12. *Diod.* 1, 5. — **4.** *Ambitus, electioneering,* = παραγγελία. *Plut.* II, 276 C.

ἐπαγγέλλω, *to proclaim,* etc. *Dion C.* 56, 29, 3 Βουλῆς τε ἐπὶ τῇ νόσῳ αὐτοῦ ἐπαγγελθείσης ἵνα εὐχὰς ποιήσωνται.

ἐπάγγελμα, ατος, τὸ, *command, order. Leont. Mon.* 693 A.

ἐπαγκυλίζω = ἀγκυλίζω. *Genes.* 127, 24 ἐπαγκυλίζεται = ἀγκυλίζει.

by Micros

ἐπαγορεύω = ὑπαγορεύω, *to dictate*. *Joann. Mon.* 309 C.

ἐπαγρυπνέω (ἀγρυπνέω), *to watch over*. *Diod.* 14, 68. *Epict.* 4, 3, 7. *Plut.* I, 1001 D. *Basil.* III, 265 A, τινί.

ἐπαγρύπνησις, εως, ἡ, *a watching over*. *Aristeas* 19.

ἐπαγρυπνία, ας, ἡ, = preceding. *Iambl.* V. P. 36.

ἐπάγρυπνος, ον, (ἄγρυπνος) *watching over*. Pseud-*Athan.* IV, 1500 A.

ἐπαγρύπνως, adv. *watchfully*. *Eus.* II, 1177 A.

ἐπάγω, *to move* the bowels, as a medicine. *Diosc.* 4, 157 (160), τὴν κοιλίαν. — **2.** *To draw an inference*, in logic. *Clem. A.* I, 469 A.

ἐπαγωγεύς, έως, ὁ, = ὁ ἐπάγων. *Anast. Sin.* 572 A.

ἐπαγωγή, ῆς, ἡ, *trial, affliction, calamity*. *Sept.* Deut. 32, 36. Sir. 2, 2. 4. 12. 3, 28. 4, 25. 5, 8. Esai. 14, 17 (Baruch 2, 9. 4, 27. 29 Ἐπάγειν κακά). — **2.** *Charge brought against*. *Genes.* 84, 5. — **3.** *Addition*. *Chrys.* I, 142 D.

ἐπαγωγικός, ή, όν, *inductive*. *Dion. H.* V, 26, 10. *Sext.* 102, 25. 412, 31.

ἐπαγωγικῶς, adv. *inductively*. *Sext.* 102, 11.

ἐπαγώγιμος, ον, (ἐπάγω) *imported*. *Plut.* I, 442 C.

ἐπαγώγιον, ου, τὸ, *prepuce*. *Diosc.* 3, 22 (25). 4, 154 (157), p. 644.

ἐπαγωνίζομαι (ἀγωνίζομαι), *to contend for* a thing: *to contend with* a person. *Dion. H.* V, 276, 15. *Philon* I, 228, 33. *Jud.* 3. *Plut.* II, 65 C, et alibi.

ἐπαδικέω (ἀδικέω), *to wrong in addition*. *Athan.* I, 769 D.

ἐπαθροίζω (ἀθροίζω), *to gather upon*. *Luc.* 11, 29. *Plut.* I, 936 D. *Method.* 49 A.

ἐπαινέτις, ιδος, ἡ, (ἐπαινέτης) *female praiser*. *Themist.* 267, 29.

ἐπαίρνω = ἐπαίρω. *Theoph.* 348. *Ptoch.* 1, 126. 369.

ἐπαίρω, aor. ἐπῆρα, *to take, take off, take away*. *Thom.* A, 15, 1. *Eustrat.* 2361 C. *Joann. Mosch.* 3069 C Ἰδοὺ ξύλον, ἔπαρον καὶ ἄπελθε. *Anast. Sin.* 769 B. *Chron.* 723 Ἐπῆραν τὴν κεφαλὴν αὐτοῦ, *they took off his head*. *Mal.* 180, 17. 198, 11. 200. 203. 479, 13. *Stud.* 1740 C. *Theoph.* 679, 5 ἐπαίρετο. *Porph.* Cer. 477, 19. *Achmet.* 262.

*__ἐπαίσθημα__, ατος, τὸ, (ἐπαισθάνομαι) *sensation*, in philosophy. *Epicur.* apud *Diog.* 10, 32. *Plut.* II, 45 C. 889 D.

*__ἐπαίσθησις__, εως, ἡ, *perception*. *Epicur.* apud *Diog.* 10, 52. 53. *Porphyr.* Abst. 99. 247.

ἐπαισχής, ές, (ἐπαισχύνομαι) *shameful*. *Dion C.* 56, 13, 1. *Greg. Naz.* III, 1573 A.

ἐπαισχυντέον = δεῖ ἐπαισχύνεσθαι. *Orig.* I, 612 B.

ἐπαίτης, ου, ὁ, (ἐπαιτέω) *beggar*. *Dion C.* 66, 8, 3.

ἐπαίτησις, εως, ἡ, *begging*. *Sept.* Sir. 40, 30. *Dion. H.* V, 362, 9. *Orig.* III, 1413 C.

ἐπαιτικός, ή, όν, (ἐπαίτης) *beggar's*. *Apophth.* 288 B.

ἐπαιτοσύνη, ης, ἡ, = ἐπαίτησις. *Charis.* 554, 18.

ἐπακκουμβίζω = ἀκκουμβίζω. *Moschn.* 51, ἐπί τι.

ἐπακμάζω (ἀκμάζω), *to flourish after*. *Dion. H.* V, 451, 8. VI, 777, 10. *Strab.* 15, 1, 17, p. 191, 17 [here *to be prevalent*]. *Philon* I, 28, 5.

ἐπακμαστικός, ή, όν, (ἐπακμάζω) *having passed its crisis*, as a disease. *Leo Med.* 91. *Theoph. Nonn.* I, 430.

ἔπακμος, ον, (ἀκμή) = ἐπίγαμος, ὡραία γάμου. *Dion. H.* II, 710, 10 as v. l. — **2.** *Pointed, sharp*. *Diosc.* 1, 119. *Plut.* II, 966 C. *Soran.* 249, 6. 10.

ἐπακοή, ῆς, ἡ, = τὸ ἐπακούειν. *Caesarius* 1072.

ἐπακολούθημα, ατος, τὸ, (ἐπακολουθέω) *consequence, effect*. *Plut.* II, 641 D. *Sext.* 197, 15. *Clem. A.* I, 717 D. 1064 A. II, 320 C. *Hippol.* Haer. 108, 63.

ἐπακολούθησις, εως, ἡ, *consequence*, the act. *Plut.* II, 117 D. *Quintil.* 9, 2, 103. *Just.* Tryph. 65, p. 625 D. *Apollon. D.* Adv. 604, 18. *Anton.* 6, 44. 9, 28. *Sext.* 643, 25.

ἐπακολουθητικός, ή, όν, *consecutive*. *Orig.* I, 512 A.

ἐπακουσμός, οῦ, τὸ, = τὸ ἐπακούειν. *Orig.* III, 361 B.

*__ἐπακριβόω__ = ἀκριβόω. *Epicur.* apud *Diog.* 10, 75. *Diod.* II, 611, 74.

ἐπακρόασις, εως, ἡ, (ἐπακροάομαι) *a listening to, hearkening*. *Sept.* Reg. 1, 15, 22. *Athan.* I, 9 D.

ἐπακτέον = δεῖ ἐπάγειν. *Lucian.* II, 11. *Sext.* 152, 23, et alibi.

ἐπακτή, ῆς, ἡ, (ἐπακτός) epacta, *epact*. *Epiph.* II, 368 B. *Max. Conf.* Comput. 1221 B.

ἐπαλαζονεύομαι (ἀλαζονεύομαι), *to boast over*. *Jos.* B. J. 4, 3, 5, et alibi.

ἐπαλγής, ές, (ἀλγέω) *painful*. *Aristeas* 19. *Strab.* 11, 13, 2. *Diosc.* 3, 23 (26), p. 368. Pseudo-*Jos.* Macc. 14.

ἐπάλειμμα, ατος, τὸ, (ἐπαλείφω) *salve*. *Diosc.* 1, 53, p. 58.

ἐπαλληλία, ας, ἡ, (ἐπάλληλος) *succession*. *Drac.* 47, 23. *Theodos.* 1029, 31.

ἐπάλληλος, ον, (ἀλλήλων) *one upon another*. *Polyb.* 2, 66, 9, et alibi. *Philon* II, 302, 9. 555, 19.

ἐπαλληλότης, ητος, ἡ, = ἐπαλληλία. *Apollon. D.* Conj. 525, 14.

ἐπαλλήλως, adv. *successively*. *Philon* I, 397, 10. *Diosc*. 1, 166. *Martyr*. *Poth*. 1424 B.

ἐπάλλυδις = ἄλλυδις. *Sibyll*. 10, 97.

ἐπαλοιφή, ῆς, ἡ, = ἐπάλειμμα. *Moschn*. 55, p. 26.

ἐπαμβλύνω = ἀμβλύνω. *Artem*. 283.

ἐπαμεριμνέω = ἀμεριμνέω. *Basil*. IV, 348 C.

ἐπαμύνω τινά = τινί. *Theoph*. 317.

ἐπαμφιάζομαι (ἀμφιάζω) = ἐπαμπέχομαι. *Basil*. I, 124 B.

ἐπαμφιβόλως = ἀμφιβόλως. *Epiph*. II, 360 A.

ἐπαμπίσχω = ἐπαμπέχω. *Philon* I, 610, 22.

ἐπαμφοτεριζόντως (ἐπαμφοτερίζω), adv. *ambiguously*. *Schol*. *Arist*. Pac. 854.

ἐπαμφοτερίζω, *to be inclined to both sides, to be ambiguous*. *Aristid*. *Q*. 44, τῷ χρόνῳ (A, I, Y).

ἐπαμφοτερισμός, οῦ, ὁ, *vacillation*. *Philon* II, 202, 1. *Epict*. 4, 2, 5.

ἐπαμφοτεριστής, οῦ, ὁ, *one who vacillates*. *Philon* I, 176, 20.

ἐπαμφότερος, α, ον, (ἀμφότερος) *on both sides*. *Philostr*. 543.

ἐπαμφοτέρως, adv. of the preceding. *Philostr*. 519.

ἐπάν = ἐπειδή, διότι, *because*. *Philon* I, 108, 28.

ἐπαναβαίνω, *to go up*. *Apollon*. *D*. Synt. 3, 13 Ἐπαναβεβηκυῖα συλλαβή, *resulting from combination*. *Orig*. III, 1196 B Ἐπαναβεβηκυῖα διήγησις, allegorical.

ἐπανάβασις, εως, ἡ, (ἐπαναβαίνω) *progression*. *Clem*. *A*. II, 289 B. I, 992 A. 1368 B. 1241 A, γνωστική. *Orig*. IV, 145 A = ἀναγωγή.

ἐπαναβεβηκότως, adv. *in a higher sense, spiritually*, not literally. *Orig*. III, 868 D. *Basil*. I, 288 C.

ἐπαναβιβάζω, *to raise* the price of a thing. *Gregent*. 612 C, ἐνοίκιον.

ἐπαναγινώσκω, *to read over* or *aloud*. *Epict*. 1, 10, 8, τίνα. *Sext*. 480, 6, αὐτῷ γραμματιστήν.

ἐπανάγκασμα, ατος, τὸ, (ἐπαναγκάζω) *compulsion*. *Nemes*. 521 B.

ἐπαναγκαστής, οῦ, ὁ, *compeller*. *Symm*. Job 3, 18 = φορολόγος.

ἐπάναγκες, τὸ, = ἀναγκαῖον. Classical. *Gregent*. 648 A, αὐτῷ ἵνα προσπταίῃ.

ἐπανάγωγος, ον, (ἐπανάγω) *recalling?* *Dion C*. 54, 10, 3.

ἐπαναδιπλασιασμός, οῦ, ὁ, (ἀναδιπλασιάζω), *a doubling*. *Et*. *M*. 605, 16.

ἐπαναζεύγνυμι = ἀναζεύγνυμι. *Chron*. 708, 7.

ἐπανάζευξις, εως, ἡ, = ἀνάζευξις. *Method*. 368 A. *Simoc*. 85, 11.

ἐπαναζώννυμι (ἀναζώννυμι), *to gird upon*. *Philon* II, 479, 11.

ἐπαναθαρρέω = ἀναθαρρέω. *Onos*. 33, 5.

ἐπανάθημα, ατος, τὸ, (ἐπανατίθημι) *that which is put upon* anything. *Clem*. *A*. II, 45 B.

ἐπαναθροίζω = ἀθροίζω. *Schol*. *Arist*. Plut. 173.

ἐπαναιρέομαι, *to destroy, to put to death*. *Polyb*. 1, 10, 8. 2, 19, 9, et alibi.

ἐπαναίρεσις, εως, ἡ, (ἐπαναιρέομαι) *destruction, slaughter*. *Polyb*. 2, 37, 8, et alibi. *Aristeas* 17.

ἐπαναιρετέον = δεῖ ἐπαναιρεῖσθαι. *Clem*. *A*. I, 633 A.

ἐπανακαινίζω = ἀνακαινίζω. *Sept*. Job 10, 17.

ἐπανακαλέω = ἀνακαλέω. *Arr*. Anab. 4, 27, 1. *Aret*. 71 D.

ἐπανακεφαλαιόομαι = ἀνακεφαλαιόω. *Hermog*. Rhet. 26, 5.

ἐπανακομίζω = ἀνακομίζω. *Jos*. Ant. 18, 3, 1. *Dion C*. 40, 44, 1.

ἐπανακρίνω = ἀνακρίνω. *Clementin*. 338 A.

ἐπαναλείφω (ἀλείφω), *to stop* crevices *with paste* or *cement*. *Galen*. VI, 342 B.

ἐπανάληψις, εως, ἡ, (ἐπαναλαμβάνω) *repetition*. *Philon* II, 483, 29. *Hermog*. Rhet. 412. Pseudo-*Demetr*. 87, 9. *Pamphil*. 1553 B.

ἐπαναλύω = ἀναλύω, *to return*. *Clim*. 641 A.

ἐπανάμνησις, εως, ἡ, = ἀνάμνησις. *Dion*. *H*. V, 394, 1

ἐπανανέωσις, εως, ἡ, (ἐπανανεόω) *renewal*. *Justinian*. Cod. 1, 17, 3, Prooem.

ἐπαναντλέω = ἐπαντλέω. *Eus*. VI, 537 A.

ἐπαναπαλαίω = ἀναπαλαίω. *Anc*. Can. 1.

ἐπαναπαύω (ἀναπαύω), *to rest*. *Sept*. Num. 11, 25. 26. Reg. 4, 2, 15. 4, 7, 2. 17. Macc. 1, 8, 12. *Luc*. 10, 6. *Paul*. Rom. 2, 17. *Epict*. 1, 9, 9. *Iren*. 664 B. 909 C ἐπαναπαύω = ἐπαναπαύομαι. [*Macar*. 597 C ἐπαναπαῆναι = ἐπαναπαυθῆναι.]

ἐπαναπίπτω (ἀναπίπτω), *to lie down upon*. *Ael*. V. H. 9, 24.

ἐπαναποδίζομαι (ἀναποδίζω), *to retrace* one's *steps*. *Method*. 149 B.

ἐπαναποδισμός, οῦ, ὁ, (ἐπαναποδίζομαι) *a recurring, repetition*. *Hippol*. Haer. 260, 73, τῆς δεκάδος.

ἐπαναπόλησις, εως, ἡ, = ἀναπόλησις. *Philon* I, 254, 39.

ἐπαναρριπίζω = ἀναρριπίζω. *Jos*. Ant. 19, 2, 2, p. 934.

ἐπανάστημα, ατος, τὸ, (ἀνάστημα) *a swelling, distension*. *Philostrg*. 497 B. *Schol*. *Arist*. Ran. 236. 249, *blister*.

ἐπαναστροφή, ῆς, ἡ, (ἐπαναστρέφω) *return*. *Schol*. *Arist*. Nub. 595, p. 110, 49. — **2.** Epanastrophe, a figure of rhetoric. *Hermog*. Rhet. 286, 1.

ἐπανασφάλλω (σφάλλω), *to relapse*. *Nicet*. *Byz*. 737 C.

ἐπανασωστικός, ή, όν, (ἀνασώζω) = σωτήριος. *Lyd*. 48, 14.

ἐπανατρέχω (ἀνατρέχω), *to run back* to anything. *Clem. R.* 1, 19, ἐπὶ τὸν ἐξ ἀρχῆς σκοπόν. *Lucian.* I, 696.

ἐπανατρυγάω (τρυγάω), *to glean after the vintage. Sept.* Lev. 19, 10, ἀμπελῶνα. Deut. 24, 23.

ἐπαναφορά, ᾶς, ἡ, *recurrence*, etc. — In astrology, the sign that follows the centre. *Ptol.* Tetrab. 112. 113. *Sext.* 731, 3. *Basil.* I, 12 B, ἄστρων.

ἐπαναφορικός, ή, όν, *of* ἐπαναφορά. *Schol. Arist.* Plut. 545.

ἐπαναφωνέω (ἀναφωνέω), *to pronounce after. Sext.* 628, 29.

ἐπαναχέω (ἀναχέω), *to pour upon. Clementin.* 6, 4. *Hippol.* Haer. 298, 65.

ἐπαναχύνω (χύνω) = preceding. *Hippol.* Haer. 298, 68.

ἐπανδρίζομαι, ίσομαι, (ἔπανδρος) *to behave manfully Cyrill. A.* VII, 657 D.

ἔπανδρος, ον, (ἀνήρ) *manful, manly, masculine. Diod.* 4, 50. *Cornut.* 106. *Ptol.* Tetrab. 69. *Sext.* 751, 13.

ἐπανδρόω, *to render manly. Sept.* Macc. 2, 15, 17 as v. l.

ἐπάνδρως, *manfully. Sext.* 567, 9.

ἐπανέλκω = ἀνέλκω. *Arr.* Anab. 2, 19, 3 ἐπανελκύσαι.

ἐπάνθημα, ατος, τὸ, = ἐπάνθισμα. *Iambl.* Adhort. 362.

ἐπανθισμός, οῦ, ὁ, (ἐπανθίζω) *efflorescence. Diosc.* 5, 107.

ἐπανίσωσις, εως, ἡ, (ἐπανισόω) *equalization. Philon* I, 463, 23. II, 479, 9. — **2.** *Assessment* = ἐξίσωσις. *Greg. Naz.* III, 133 A.

ἐπανοιστέον = δεῖ ἐπαναφέρειν. *Polyb.* 1, 37, 3.

ἐπανορθωτής, οῦ, ὁ, (ἐπανορθόω) *corrector. Dion. H.* III, 1666, 5, body of reserve. *Dion C.* 54, 30, 1.

ἐπανότης, ητος, ἡ, (ἐπάνω) *the upper part. Epiph.* II, 104 B.

ἐπάντλημα, ατος, τὸ, (ἐπαντλέω) *lotion, fomentation. Diosc.* 2, 99. 132.

ἐπάνω, *upon, over. Joann. Mosch.* 2864 B, εἰς τὸ χεῖλος τῆς κολυμβήθρας. — Αἱ ἐπάνω, *the upper hand*, in the phrase, τὰς ἐπάνω ἐνέγκαι, *to get the upper hand. Mal.* 167, 21. 210, 13. 304, 18. — **2.** *Upward, upwards. Sept.* Ex. 30, 14 Ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, *from twenty years old and upward.* Num. 1, 3. 4, 3. Esdr. 1, 5, 41. *Nic.* II, 1024 C, τριάκοντα βιβλίων, *upwards of thirty.* — **3.** Adjectively, *ascending*, as applied to progenitors. *Jos.* Apion. 1, 7 Τῶν ἐπάνω προγόνων, where, strictly speaking, it is superfluous. — **4.** *Against*, = κατά. *Apophth.* Theodor. Pherm. 29, αὐτοῦ (Paphnut. 2 Εὑρέθη ἐπάνω κολληγίου λῃστῶν, *he found himself among a company of robbers*). — **5.** *On* = ἐπί, in the phrase ὁ ἐπάνω, *the superintendent. Chron.* 697, 14, τῶν χειροτονιῶν, *the superintendent of ordinations*, a church officer. *Theoph.* 458, 19, τοῦ ἀρμαμέντου.

ἐπάνωθεν, *over. Sept.* Reg. 2, 13, 9 Ἐξαγάγετε πάντα ἄνθρωπον ἀπὸ ἐπάνωθέν μου, *have out all men from me.*

ἐπανωκλίβανον, ου, τὸ, *the outer* κλίβανον. *Phoc.* 198, 9.

ἐπανώτερος, α, ον, = ἀνώτερος. *Basil.* I, 309 B.

ἐπανωφόριον, ου, τὸ, (φορέω) *outer garment. Stud.* 1720 A.

ἐπαξιέραστος, ον, = ἀξιέραστος. *Philon* II, 166, 19.

ἐπαξίωσις, εως, ἡ, (ἐπαξιόω) *estimation. Dion. H.* IV, 2352, 3.

ἐπαξονέω, ήσω, (ἄξων) *to register. Sept.* Num. 1, 18, κατὰ γενέσεις.

ἐπαοιδία, ας, ἡ, = ἐπαοιδή, *incantation. Caesarius* 1001. *Cyrill. H.* 501 A. Pseudo-*Lucian.* III, 594.

ἐπαοιδός, οῦ, ὁ, = ἐπῳδός, *enchanter. Sept.* Ex. 7, 11. 22. Sir. 12, 13. Dan. 2, 2. *Philon* I, 449, 11. *Patriarch.* 1052 B. *Epict.* 3, 24, 10.

ἐπαπερείδω = ἀπερείδω. *Posidon.* apud *Athen.* 12, 73, p. 550 B.

ἐπαπερεύγω = ἀπερεύγω. *Philon* II, 393, 37.

ἐπαποδυτέον = δεῖ ἐπαποδύεσθαι. *Clem. A.* II, 525 C.

ἐπαποδύω (ἀποδύω), *to set up against. Plut.* II, 788 D. — Mid. ἐπαποδύομαι, *to set upon, to attack.* Classical. *Philon* I, 360, 28. 668, 25. II, 348, 9. *Clem. A.* I, 280 B.

ἐπαποικίζω = ἀποικίζω. *Dion C.* 52, 43, 1.

ἐπαποκρίνομαι = ἀποκρίνομαι. *Method.* 284 B.

ἐπαποκτείνω (ἀποκτείνω), *to kill upon (besides). Dion C.* 49, 23, 4.

ἐπαπολαύω = ἀπολαύω. *Diod.* II, 609, 90.

ἐπαπόλλυμι (ἀπόλλυμι), *to destroy in addition. Ael.* N. A. 10, 48.

ἐπαπολογέομαι = ἀπολογέομαι. *Plut.* I, 314 B.

ἐπαπόνασθαι = ἀπόνασθαι from ἀπονίνημι. *Philon* I, 327, 7.

ἐπαπορέω (ἀπορέω), *to propound a difficult question. Polyb.* 6, 3, 6. 7, et alibi. *Sext.* 52, 6, et alibi. *Orig.* I, 360 B. 857 C. III, 877 D. 1593 B.

ἐπαπόρημα, ατος, τὸ, *puzzling question. Orig.* I, 73 C. IV, 156 D.

ἐπαπόρησις, εως, ἡ, = preceding. *Tit. B.* 1132 D. *Cyrill. A.* I, 221 A.

ἐπαπορητέον = δεῖ ἐπαπορεῖν. *Orig.* I, 264 A. IV, 465 C.

ἐπαπορητικός, ή, όν, = ἀπορητικός. *Diog.* 7, 68. *Epiph.* I, 1085 D.

ἐπαπορητικῶς, adv. = ἀπορητικῶς. *Orig.* II, 1420 B. III, 277 B. 1044 B.

ἐπαποστέλλω (ἀποστέλλω), *to send to, against,* or *after.* *Sept.* Deut. 24, 48. Sap. 11, 16. *Polyb.* 1, 53, 5. 11, 2, 3. 31, 12, 14.

ἐπαποστολή, ῆς, ἡ, *a sending to, against,* or *after.* *Symm.* Ps. 77, 49.

ἐπαράομαι, *to curse.* *Jos.* Ant. 6, 6, 3, τοῖς Ἑβραίοις ἵνα οὗτος ἐπάρατος ᾖ.

ἐπάρδευσις, εως, ἡ, (ἐπαρδεύω) *irrigation.* *Diog.* 10, 89. 100.

ἐπαρδεύω = ἀρδεύω. *Clem. A.* I, 697 A. *Theod. Her.* 1337 B.

ἐπαριθμέω (ἀριθμέω), *to count up.* *Aristid.* I, 363, 21. *Paus.* 10, 5, 8. *Poll.* 4, 162.

ἐπαριστάω (ἀριστάω), *to dine a second time.* *Anon. Med.* 255.

ἐπάρκεια, ας, ἡ, (ἐπαρκής) *succor, aid, help.* *Polyb.* 1, 48, 5, et alibi.

ἐπαρνέομαι = ἀρνέομαι. *Palaeph.* 32, 11.

ἐπαρνησιθεΐα, ας, ἡ, (ἐπαρνησίθεος) *denial of God.* *Epiph.* I, 1044 D.

ἐπαρνησίθεος, ον, (ἐπαρνέομαι, θεός) *God-denying.* *Epiph.* I, 969 A. II, 25 C.

ἔπαρσις, εως, ἡ, (ἐπαίρω) *a lifting, raising: rising.* *Sept.* Ps. 140, 2. *Philon* II, 255, 44, of dough.—Tropically, *elation: pride.* *Sept.* Zach. 12, 7. Ezech. 24, 25. *Plut.* Anim. 695 A. *Clem. A.* I, 1012 A. *Diog.* 7, 114.

ἐπαρυστήρ, ῆρος, ὁ, (ἐπαρύτομαι) *a vessel for pouring liquids into another vessel.* *Sept.* Ex. 25, 38.

ἐπαρυστρίς, ίδος, ἡ, = ἐπαρυστήρ. *Sept.* Ex. 38, 17. Num. 4, 9. Reg. 3, 7, 35. Zach. 4, 2.

ἐπαρύτομαι (ἀρύτω), *to pour upon* or *in.* *Plut.* II, 600 D, τινὶ ἔκ τινος.

ἐπαρχέω, ήσω, *to be* ἔπαρχος. *Mal.* 222, 3. *Codin.* 28, 15 Ὁ τὸν φόρον ἐπαρχῶν, *the prefect of the market.*

ἐπαρχία, ας, ἡ, (ἔπαρχος) *prefecture, province.* *Sept.* Judith 3, 6 as v. l. *Polyb.* 1, 15, 10. 1, 17, 5, et alibi. *Strab.* 3, 4, 20. 10, 4, 22. 12, 1, 4. 17, 3, 24, p. 431, 9. *Luc.* Act. 23, 34. 25, 1. *Plut.* I, 257 A, et alibi. *Inscr.* 2595. *Clementin.* 12, 2. 20, 13.—**2.** *Praefectura, the office of prefect.* *Diod.* II, 498, 77. *Epict.* 4, 1, 55. 4, 7, 21. *Plut.* I, 583 C.

ἐπαρχικός, ή, όν, L. *praefectorius, praefectianus, of a prefect.* *Dion C.* 75, 14, 1, ἐξουσία. *Eus.* II, 1024 B, τάξις, *the praefectiani.* *Chrys.* III, 596 D. 714 D. *Pallad.* Laus. 1235 B.—**2.** *Provincial.* *Plut.* I, 879 A, *provincials.*

ἐπάρχιος, ου, ἡ, = ἐπαρχία, *province.* *Eus.* II, 212 A. 1488 A.

ἐπάρχισσα, ης, ἡ, *the wife of an* ἔπαρχος. *Porph.* Cer. 67, 17.

ἐπαρχιώτης, ου, ὁ, (ἐπαρχία) *inhabitant of a province.* *Eus.* II, 325 C. 825 A. 833 A. *Jul.* 384 D.—**2.** *Member of a diocese.* *Ant.* 20. *Const.* I, 6. *Ephes.* 2, *provincial bishops.*

ἔπαρχος, ου, ὁ, L. *praefectus, prefect, governor, commander.* *Sept.* Esdr. 1, 6, 3. 2, 5, 3. Macc. 2, 4, 27. *Polyb.* 5, 46, 7. 11, 27, 2. *Strab.* 17, 1, 12. *Jos.* Ant. 20, 8, 2. *Clem. R.* 1, 37. *Plut.* II, 275 C. *Inscr.* 4683, Αἰγύπτου. *Herodn.* 1, 8, 2.—Ὁ ἔπαρχος τῆς πόλεως, *praefectus urbis.* *Dion. H.* II, 832, 7. III, 1658, 11. IV, 2050, 7. 2051, 9. *Hippol.* Haer. 452, 93. *Herodn.* 2, 6, 12. *Socr.* 477 A, of Constantinople. (*Lucian.* III, 342 Ὁ τὴν πόλιν ἐπιτετραμμένος.)—Ἔπαρχος τῶν πραιτωρίων, *praefectus cohortium praetoriarum,* or simply *praefectus praetorio, prefect of the praetorian cohorts* (or *guards*). *Pallad.* Vit. Chrys. 39 D. *Philostrg.* 513 D. *Chal.* 1005 A. *Apophth.* 249 C.—Ὁ τῶν βασιλείων ἔπαρχος, = ὁ ἔπαρχος τῶν πραιτωρίων. *Socr.* 5, 9.—Ἔπαρχος τῆς αὐλῆς καὶ τῶν δορυφόρων = preceding. *Plut.* I, 1058 A. B.—Ἔπαρχος ὁ τὸν σῖτον ἐπισκοπῶν, *praefectus rei frumentariae.* *Dion C.* 52, 53, 1.—Ἔπαρχος ὁ νυκτοφυλακῶν, also ἔπαρχος τῶν νυκτῶν, = νυκτέπαρχος. *Dion C.* 52, 33, 1. *Justinian.* Novell. 13, Prooem.—**2.** Adjectively = ἐπαρχικός. *Eus.* II, 949 A, ἐξουσία.

ἐπαρχότης, ητος, ἡ, *the office of* ἔπαρχος, L. *praefectura, prefecture.* *Macar.* 621 C. *Olymp.* 449, 6. *Justinian.* Novell. 38, Prooem. § γ΄. 131, 1.—**2.** Metonymically, *prefect.* *Lyd.* 173, 10. 174, 9. *Tiber.* 23.

ἐπάρχω = ἔπαρχός εἰμι. *Strab.* 2, 5, 12. *Herodn.* 2, 2, 17. *Eus.* II, 1485 A, τοῦ ἔθνους. *Phot.* II, 984 C.

ἐπάσκησις, εως, ἡ, (ἐπασκέω) *cultivation, study* of a science. *Clementin.* 2, 24, τῆς μαγίας.

ἐπασθμαίνω = ἀσθμαίνω. Pseudo-*Jos* Macc. 6.

ἐπασπιδόομαι = ἐνασπιδόομαι. *Philon* II, 669, 42.

ἐπᾳστής, οῦ, ὁ, (ἐπᾴδω) = ἐπῳδός, *enchanter.* *Just.* Apol. 2, 6.

ἐπαστράπτω = ἀστράπτω ἐπί τινι, or simply ἀστράπτω. *Plut.* II, 594 D. E. *Philipp.* 53.

ἐπασφαλίζω = ἀσφαλίζω. *Did. A.* 457 A. *Epiph.* I, 20 C. 339 A. II, 32 A.

ἐπασχολέομαι = ἀσχολέομαι. *Eus.* II, 789 A.

ἐπαυγάζω = αὐγάζω. *Philon* II, 412, 43. *Lucian.* III, 651.

ἐπαυθαδιάζομαι = following. *Arr.* Anab. 4, 9, 8 as v. l.

ἐπαυθαδίζομαι = αὐθαδίζομαι. *Jos.* B. J. 3, 7, 11. *Arr.* Anab. 4, 9, 8.

ἐπαυλία, ας, ἡ, = ἐπαύλιον. *Plut.* II, 508 D.

ἐπαύξω, *to increase*, intransitive, = ἐπαύξομαι. *Hippol.* Haer. 440, 34.

ἐπαυρίζω, ίσω, (αὖρα) *to blow gently*. *Jos.* B. J. 1, 21, 5.

ἐπαύριον = ἐπ' αὔριον, *on the morrow*. *Sept.* Gen. 19, 34, sc. ἡμέρᾳ. Num. 11, 32. Judith 7, 1. *Polyb.* 8, 15, 6.

ἐπαυτοματίζω = αὐτοματίζω. *Diod.* Ex. Vat. 116, 20. *Philon* I, 36, 17.

ἐπαυτομολέω = αὐτομολέω. *Ael.* N. A. 2, 11.

ἐπαυχενίζω (αὐχενίζω), *to hang over the neck* of a person. *Genes.* 98, 22, τινός.

ἐπαύχενος, ον, = ἐπαυχένιος. *Moschn.* 46, δεσμός.

ἐπαφαιρέω (ἀφαιρέω), *to take away again*. *Aret.* 111 D. *Galen.* VI, 136 B.

ἐπαφανίζω = ἀφανίζω. *Iambl.* V. P. 166.

ἐπαφετέον = δεῖ ἐπαφιέναι. *Geopon.* 18, 3, 1.

ἐπάφησις, εως, ἡ, = ἐπαφή. *Clem. A.* I, 540 B.

ἐπαφροδισία, ας, ἡ, (ἐπαφρόδιτος) *charmingness, loveliness*. *Dion Chrys.* II, 118. *App.* III, 14, 21. *Ptol.* Tetrab. 86. *Artem.* 101. 174.

ἐπάχθεια, ας, ἡ, (ἐπαχθής) *annoyance, trouble*. *Chrys.* III, 597 E.

ἐπαχθίζω, ίσω, (ἄχθος) *to burden*. *Philon* II, 25, 45. 76, 34. 103, 5. 130, 21. 176, 27.

ἐπεγερμός, οῦ, ὁ, (ἐπεγείρω) *u rousing*. *Clem. A.* I, 481 B.

ἐπεγερτέον = δεῖ ἐπεγείρεσθαι. *Clem. A.* I, 496 B.

ἐπεγερτικός, ή, όν, *capable of rousing*. *Plut.* II, 138 B. *Sext.* 753, 8.

ἐπεγερτικῶς, adv. *by rousing*. *Clem. A.* I, 492 C.

ἐπεγκλάω (ἐγκλάω), *to twist together*. *Dion C.* 51, 12, 4.

ἐπέγκλημα, ατος, τὸ, (ἐπεγκαλέω) *accusation, charge*. *Rhetor.* V, 209, 16.

ἐπεγκυλίομαι = ἐγκυλίομαι, *to wallow*. *Clem. A.* II, 504 A.

ἐπεγχείρησις, εως, ἡ, = ἐγχείρησις. *Jos.* Ant. 15, 4, 2, p. 750.

ἐπεγχυματίζω = ἐγχυματίζω. *Diosc.* 5, 23.

ἐπεγχύνω = ἐπεγχέω. *Heron* 216.

ἐπειγμός, οῦ, ὁ, (ἐπείγω) quid? *Clementin.* 10, 20.

ἐπείγω, *to urge*. [Pseud-*Athan.* IV, 952 C ἐπείγεσαι = ἐπείγῃ.]

ἐπειδάν, *after*, with the *aorist indicative*, or *aorist optative*. *Sept.* Deut. 2, 16 Ἐπειδὰν ἔπεσαν. *Polyb.* 13, 7, 8, ἀνέστησε. *Eus.* II, 1068 C, ἴδοιμι = ἴδω.—**2.** *Because* = διότι, with the *indicative*. *Apocr.* Act. Andr. 8, μένεις διατελῶν.

*ἐπειδή = διότι, *since, because*. *Hom.* Il. 14, 65. *Sept.* Gen. 19, 19. *Philon* II, 518, 25. *Cyrill. H.* Catech. 7, 3.

ἐπείκτης, ου, ὁ, (ἐπείγω) = ἐργοδιώκτης, *one who urges, superintendent, task-master*. *Theoph.* 562. 589. *Porph.* Cer. 459, 6.

ἐπειλαρχία, ας, ἡ, (εἰλαρχία) *two* εἶλαι *of cavalry*. *Ael. Tact.* 20, 2.

ἔπειμι (εἶμι), *to come upon*, etc.—**2.** Participle, ἡ ἐπιοῦσα, sc. ἡμέρα, *the coming day, the morrow*. *Sept.* Prov. 27, 1. *Polyb.* 2, 25, 11, et alibi.

ἔπειξις, εως, ἡ, (ἐπείγω) *an urging*. *Plut.* I, 36 C. *Lucian.* III, 306. *App.* I, 476, 58. *Herodn.* 8, 6, 10.

ἐπειρωνεύομαι = εἰρωνεύομαι ἐπί. *Jos.* B. J. 1, 3, 6. 5, 13, 1. *Herod.* apud *Orib.* I, 406, 10. *Ruf.* apud *Orib.* II, 211, 3. *App.* II, 621, 44.

ἐπείσακτος, ον, = συνείσακτος. *Justinian.* Novell. 123, 29.

ἐπείσαξις, εως, ἡ, (ἐπεισάγω) *an introducing besides*. *Just.* Tryph. 135, p. 789 A.

ἐπεισδέχομαι (εἰσδέχομαι), *to receive in addition*. *Plut.* II, 903 E.

ἐπεισέρπω = εἰσέρπω. *Iambl.* Myst. 269, 5.

ἐπεισηγέομαι (εἰσηγέομαι), *to introduce besides*. *Diod.* 5, 7.

ἐπείσθεσις, εως, ἡ, = εἴσθεσις. *Schol. Arist.* Eq. 328, et alibi.

ἐπεισκαλέω (εἰσκαλέω), *to call in besides*. *Lucian.* III, 55.

ἐπεισκυκλέω (εἰσκυκλέω), *to roll in in addition, to intrude*. *Lucian.* III, 533. *Poll.* 9, 158. *Athenag.* 1013 C. *Sext.* 106, 7. *Longin.* 22, 4.

ἐπεισοδιάζω (εἰσοδιάζω), *to bring in*. *Philon* I, 134, 5. 592, 14.

ἐπεισπράσσω (εἰσπράσσω), *to exact* tribute *besides*. *Dion C.* 74, 8, 4.

ἐπεισρέω (εἰσρέω), *to flow in besides*. *Philon* II, 261, 15. *Plut.* II, 702 A, et alibi. *Clem. A.* I, 284 A.

ἐπειστρέχω (εἰστρέχω), *to run in after*. *Poll.* 9, 158. *Jul.* 309 C.

ἐπεισφθείρομαι (εἰσφθείρομαι), *to break-in (in an evil hour)*. *Poll.* 9, 158. *Basil. Sel.* 489 B.

ἐπεισφοιτάω = εἰσφοιτάω. *Philon* I, 615, 37.

ἐπεισφορέω = ἐπεισφρέω. *Philon* I, 468, 34.

ἐπεισχέω = εἰσχέω. *Philon* I, 72, 42. 150, 25. *Jos.* B. J. 4, 3, 3. *Clem. A.* I, 413 A.

ἐπεκβοάω = ἐκβοάω *against*. *Dion C.* 43, 24, 1.

ἐπεκδιήγησις, εως, ἡ, (ἐκδιηγέομαι) *additional narrative*. *Basil.* I, 89 A.

ἐπεκδικέω = ἐκδικέω. *Doroth.* 1633 D.

ἐπέκθεσις, εως, ἡ, = ἔκθεσις. *Schol. Arist.* Nub. 456. 476.

ἐπεκθύομαι = θύομαι. *Epict.* 2, 7, 9.

ἐπεκκουφίζω = ἐκκουφίζω. *Jos.* B. J. 1, 21, 12.

Dig ed by Microsc

ἐπεκλύω = ἐκλύω. *Plut.* I, 532 E.

ἐπέκρηξις, εως, ἡ, = ἔκρηξις. *Diog.* 10, 115.

***ἐπέκτασις**, εως, ἡ, (ἐπεκτείνω) *prolongation, lengthening* of a word (ἐκεινοσί, τημοῦτος, τηλικοῦτος, δῷσι, πυλάων). *Aristot.* Poet. 22, 8. *Tryph.* 14. *Apollon. S.* 2, 1. *Drac.* 37, 10. 156, 23. *Apollon. D.* Pron. 265 C. 296 B. *Arcad.* 197, 1. — Particularly, *the lengthening of a short vowel*, = ἔκτασις. *Apollon. D.* Adv. 555, 3. 588, 1.

***ἐπεκτείνω** = ἐπεκτείνομαι. *Strab.* 8, 3, 11, p. 114, 14.—**2.** *To prolong, lengthen* a word (ἐκεινοσί, ἐμέ). *Apollon. D.* Pron. 301 C. 328 A. 366 B. — Particularly, *to lengthen* a vowel, = ἐκτείνω. *Aristot.* Poet. 21, 23.

ἐπεκφέρω = ἐκφέρω strengthened. *Plut.* I, 680 B.

ἐπεκχέω (ἐκχέω), *to pour out against. Sept.* Judith 15, 4, *to rush against.*

ἐπελασία, *as*, ἡ, = following. *Diod.* II, 533, 46.

ἐπέλασις, εως, ἡ, (ἐπελαύνω) *a driving against: attack. Plut.* I, 249 D. *Lucian.* II, 42.

ἐπελαφρίζω = ἐπελαφρύνω. *Philon* I, 154, 3. 333, 25. *Orig.* I, 1321 A.

ἐπελαφρύνω = ἐλαφρύνω. *Dion Chrys.* I, 139. *Jos.* Ant. 18, 1, 1. *Plut.* II, 165 E. *Max. Tyr.* 69, 2.

ἐπελέγχω = ἐλέγχω. *Diog.* 6, 97. *Eus.* III, 400 B.

ἐπελεέω = ἐλεέω. *Sophrns.* 3464 C.

ἐπελευθεριάζω = ἐλευθεριάζω. *Philon* II, 328, 49.

***ἐπέλευσις**, εως, ἡ, (ἐπέρχομαι) *a coming upon: advent, access. Chrysipp.* apud *Plut.* II, 1045 C. *Plotin.* I, 343, 16.

***ἐπελευστικός**, ή, όν, *coming upon: adventitious. Chrysipp.* apud *Plut.* II, 1045 B. C. *Strab.* 12, 3, 27, p. 540, 2.

ἐπέμβασις, εως, ἡ, (ἐπεμβαίνω) *incursion, attack. Dion. H.* I, 457, 1.

ἐπεμβολή, ῆς, ἡ, (ἐπεμβάλλω) *insertion, parenthesis,* in rhetoric. *Hermog.* Rhet. 263, 12. 282, 8, illustrated by examples.

ἐπεμβόλιμος, ον, = ἐμβόλιμος. *Lyd.* 168, 11.

ἐπεμβριμάομαι = ἐμβριμάομαι. *Vit. Nicol. S.* 896 A.

ἐπέμμηνος, ον, (ἔμμηνος) *menstruous. Jos.* B. J. 6, 9, 3.

ἐπεμφανίζομαι = ἐμφανίζομαι. *Genes.* 62, 15.

ἐπεμφύρω = ἐμφύρω. *Clem. A.* I, 396 C.

ἐπενδημέω = ἐνδημέω. *Method.* 141 A.

ἐπένδυμα, ατος, τὸ, (ἐπενδύω) *upper garment. Plut.* I, 684 B. *Aquil.* Ex. 25, 7. *Tatian.* 852 B.

ἐπενδύνω = ἐπενδύω. *Jos.* Ant. 5, 1, 12.

ἐπενδύτης, ου, ὁ, = ἐπένδυμα. *Sept.* Lev. 8, 7 as v. l. Reg. 1, 18, 4. 2, 18, 18. *Poll.* 7, 45. *Moer.* 378 = χιτωνίσκος, χιτών. *Athan.* II, 912 A, of a monk.

ἐπενεκτέον = δεῖ ἐπιφέρειν. *Epiph.* I, 541 B.

ἐπένεξις, εως, ἡ, (ἐπιφέρω) *exhibition* of medicine. *Clim.* 1169 A.

ἐπένθεσις, εως, ἡ, (ἐπεντίθημι) *insertion. Apollon. D.* Synt. 78, 24. *Clem. A.* I, 1297 C. — **2.** Epenthesis, the insertion of a vowel in a word (τεΐν). *Apollon. D.* Pron. 365 B. 374 C.

ἐπενθήκη, ης, ἡ, *addition. Simoc.* 246, 3.

ἐπενθύμημα, ατος, τὸ, *additional* ἐνθύμημα. *Hermog.* Rhet. 126, 4.

ἐπενθύμησις, εως, ἡ, = preceding. *Basil.* I, 524 B.

ἐπενίημι = ἐνίημι *in addition. Galen.* VIII, 142 B.

ἐπεννεακαιδέκατος, ον, (ἐννεακαιδέκατος) *greater by one nineteenth;* thus, 20 · 19 = $1\frac{1}{19}$. *Aristid. Q.* 115.

ἐπενοχλέω = ἐνοχλέω *in addition. Vit. Nil. Jun.* 48 A.

ἐπεντίθημι (ἐντίθημι), *to insert* a vowel, word, or an expression. *Apollon. D.* Adv. 558, 16. Synt. 85, 5. 240, 6.

ἐπεντριβή, ῆς, ἡ, = τριβή. *Epiph.* II, 1049 D.

ἐπεντρίβω = ἐντρίβω. *Poll.* 5, 102. *Eus.* II, 49 A. *Epiph.* I, 176 C.

ἐπεντρυφάω = ἐντρυφάω *in. Simoc.* 164, 13.

ἐπεντρώγω (ἐντρώγω), *to eat in addition. Philon* II, 479, 38.

ἐπέντρωσις, εως, ἡ, = ἐπέντρωμα. *Philon* I, 115, 8.

ἐπεξαμαρτάνω (ἐξαμαρτάνω), *to err* or *sin yet more. Dion. H.* I, 311, 3. *Philon* II, 346, 20. *Jos.* Ant. 14, 16, 4.

ἐπεξανίσταμαι = ἐξανίσταμαι. *Philon* II, 582, 15.

ἐπεξέλευσις, εως, ἡ, (ἐπεξέρχομαι) *punishment, penalty. Philon* II, 569, 37. *Isid.* 848 B. *Simoc.* 174, 11. *Basilic.* 60, 1, 10.

ἐπεξεργασία, *as*, ἡ, (ἐπεξεργάζομαι) *elaboration. Ptol.* Tetrab. 117. *Clem. A.* II, 404 B.

ἐπεξεργαστικός, ή, όν, *capable of elaborating. Genes.* 11, 13.

ἐπεξεργαστικῶς, adv. *by elaborating. Sext.* 422, 23.

ἐπεξεύρεσις, εως, ἡ, = ἐξεύρεσις. *Athan.* II, 600 A.

ἐπεξηγέομαι (ἐξηγέομαι), *to explain in addition* or *in detail. Plut.* I, 1014 F. *Iren.* 541 A. *Clem. A.* I, 916 A. *Orig.* II, 1120 A.

ἐπεξήγησις, εως, ἡ, (ἐπεξηγέομαι) *additional* or *detailed explanation. Aristobul.* apud *Clem. A.* I, 893 A. B. *Cornut.* 31.

ἐπεξηγητέον = δεῖ ἐπεξηγεῖσθαι. *Clem. A.* I, 292 A.

ἐπέξοδος, ου, ἡ, *sortie. Dion C.* 39, 4, 4.

ἐπεξοιωνίζομαι = οἰωνίζομαι *again. Galen.* VIII, 471 C.

ἐπέραστος, ον, (ἐράω) *lovely, amiable.* *Diod.* 4, 7, p. 253, 16. *Philon* I, 671, 45.

ἐπέργιον, ου, τὸ, = πάρεργον. *Const. Apost.* 2, 61.

ἐπερεθίζω = ἐρεθίζω. *Plut.* I, 590 B.

ἐπερεθισμός, οῦ, ὁ, = ἐρεθισμός. *Plut.* II, 908 E.

ἐπέρεισις, εως, ἡ, = ἔρεισις *Diosc.* 5, 88. *Apollod. Arch.* 20. *Max. Tyr.* 67; 21. *Soran.* 250, 28, *pressure.* *Sext.* 14, 11, et alibi. *Clem. A.* II, 388 C.

ἐπέρνω, incorrect for ἐπαίρνω.

ἐπερωτάω, *to ask about* a thing. Classical. *Sept.* Reg. 2, 11, 7, εἴς τι = περί. *Orig.* III, 980 B Ἐπερωτηθεὶς περὶ σημείου ἑνὸς ἵν' ἐκ τοῦ οὐρανοῦ ἐπιδείξῃ. — **2.** *Stipulor, to stipulate.* A Latinism. *Justinian.* Cod. 2, 13, 27. Novell. 97, Prooem.

ἐπερώτημα, ατος, τὸ, = following. *Justinian.* Cod. 8, 10, 12, § γ', Ἐκ τῶν συμφώνων, ἤτοι (*that is*) ἐπερωτημάτων. (Compare *Petr.* 1, 3, 21.)

ἐπερώτησις, εως, ἡ, L. *stipulatio, agreement.* A Latinism. *Justinian.* Cod. 1, 17, 3, §§ ε'. γ'. 8, 10, 12, § α'. Novell. 97, 1. *Psell.* 927 A.

ἐπεσκιασμένως (ἐπισκιάζω), adv. *obscurely.* *Eus.* VI, 633 C. *Marc. Erem.* 1092 A.

ἐπέτος [?] = ἐπ' ἔτος, τῆτες, *this year.* *Babr.* 89, 5. *Petr. Alex.* 516 A. *Apophth.* 208, A. *Const.* III, 1040 E. — Pronounced also ἐφέτος = ἐφ' ἔτος. *Apophth.* 437 C. *Joann. Mosch.* 2941 C. *Leont. Cypr.* 1740 B.

ἐπευθύς (εὐθής), adv. = εὐθέως, *directly.* *Jos.* Ant. 15, 8, 5, p. 769 [al. ὡς εὐθύς.]

ἐπευθυμέω (εὐθυμέω), *to rejoice at.* *Sept.* Sap. 18, 6.

ἐπευκτέος, α, ον, = ὃν δεῖ ἐπεύχεσθαι. *Clem. A.* I, 1200 B (Jer. 20, 14).

ἐπευκτός, ή, όν, (ἐπεύχομαι) *blessed.* *Sept.* Jer. 20, 14.

ἐπευλαβέομαι = εὐλαβέομαι. *Sept.* Macc. 2, 14, 8.

ἐπευλογέω = εὐλογέω. *Syncell.* 200, 13. *Porph.* Cer. 199, 8.

ἐπευμοιρέω, essentially = εὐμοιρέω. *Genes.* 70, 21.

ἐπευφραίνομαι = εὐφραίνομαι. *Theod. Her.* 1333 C. *Basil.* IV, 280 A.

ἐπευχαριστέω = εὐχαριστέω strengthened. *Clementin.* 276 A. *Vit. Nil. Jun.* 117 A.

ἐπεύχιον, ου, τὸ, (εὐχή) originally, *hassock*, to kneel upon at church. — In general, *carpet*, Turkey carpet. *Porph.* Cer. 465, 11. 467, 15. *Schol. Arist.* Plut. 528. *Eust.* 1056, 63. (Compare *Theoph. Cont.* 319, 16 Νακοτάπητας μεγάλους, τοὺς παρ' ἡμῖν ἀπὸ τῆς εὐχῆς τὸ ὄνομα φέροντας.)

ἐπεύχομαι, *to pray for.* *Apocr.* Act. Philipp. in Hellad. 23, τινά. *Porph.* Cer. 8, 14. 19. 12 τί τινα = τινι. 483, 10, τῷ βασιλεῖ.

ἐπευωνέομαι (ἐπί, εὖ, ὠνέομαι) *to buy cheap.* *Theoph. Cont.* 305 ἐπευωνηθῆναι, passively.

ἐπευωχέομαι (εὐωχέομαι), *to feast upon.* *Dion C.* 62, 15, 3.

ἐπέχω, *to hold.* — Ἐπέχω τὸν τόπον τινός, *to be in the place of any one ;* to be the representative of any one. *Ephes.* 1140 C. *Chal.* 865 A. *Gelas.* 1249 C. — **2.** *To suspend judgment.* Pyrrhonic word. *Strab.* 2, 1, 11, p. 110, 6. *Philon* I, 387, 45. *Epict.* 1, 7, 5. *Plut.* II, 1120 C. *Lucian.* I, 569, περὶ τούτου. *Sext.* 43, 29, et alibi saepissime. *Diog.* 9, 103. — **3.** *To see, behold ;* τοὺς ὀφθαλμούς being understood. *Apocr.* Act. Paul. et Thecl. 29.

ἐπηγορία, ας ἡ, = κατηγορία. *Dion C.* 55, 18, 4, et alibi. — **2.** *Appellation, name,* = προσηγορία. *Marcell.* apud *Eus.* VI, 797 C. *Eus.* II, 996 B. 833 A. *Greg. Nyss.* III, 1104 A.

ἐπηκόως (ἐπήκοος), adv. *audibly.* *Clementin.* 49 B.

ἔπηλυς, υδος, ὁ, = προσήλυτος. *Philon* II, 392, 21. *Clem. A.* I, 1028 B.

ἐπηλύτης, ου, ὁ, = προσήλυτος. *Philon* II, 392, 37. 406, 21.

ἐπήλυτος, ου, ὁ, = προσήλυτος. *Philon* I, 160, 46.

ἐπηρεαστής, οῦ, ὁ, = ὁ ἐπηρεάζων. *Symm.* Ps. 56, 2. *Eus.* V, 508 B. *Greg. Naz.* II, 477 C.

ἐπηρεαστικῶς (ἐπηρεαστικός), adv. *in a troublesome manner.* *Galen.* I, 47 C. *Basil.* III, 616 B.

ἐπηρέαστος, ον, (ἐπηρεάζω) *vexed, molested.* *Cosm. Ind.* 352 B.

ἐπηρεμέω (ἠρεμέω), *to rest after.* *Clem. A.* I, 616 A.

ἐπηρέμησις, εως, ἡ, *rest.* *Isid.* 840 B.

ἐπήρης, ες, (ἀραρίσκω) *equipped.* *Agathar.* 171, 18. *Arr.* Anab. 5, 7, 3.

ἐπί, *upon.* — Ἐπὶ τινὶ εἶναι, *to be in one's power* or *control.* *Strab.* 15, 1, 35. *Plut.* II, 570 B. II, 1056 D. *Just.* Ap. 1, 8. *Anton.* 7, 2. — Ὁ ἐπὶ τοῦ, *superintendent.* *Jos.* Ant. 12, 2, 1 Ὃς ἦν ἐπὶ τῶν βιβλιοθηκῶν, *librarian.* *Plut.* I, 1070 F Ἐπὶ τῶν ἐπιστολῶν γενόμενος τοῦ Καίσαρος, *ab epistolis.* *Lucian.* II, 538 Ὁ ἐπὶ τῶν δεσμῶν, = δεσμοφύλαξ.

ἐπιάγουρος, ον, (ἐπί, ὀγυρός) = ἐπίσγυρος, ὀγυρὸς τὴν κόμην, οὐλόθριξ, οὐλοκάρηνος, οὐλοκέφαλος, οὐλοκόμης, οὐλόκομος, οὐλόκρανος, *with curly hair.* *Theoph. Cont.* 656, 21. 820, 21. *Leo Gram.* 234, 14. [If a compound of ἄγουρος, then = ἔφηβος.]

ἐπιανακαινίζω = ἀνακαινίζω. *Clem. A.* I, 837 B.

ἐπιβαβύζω (βαβύζω) = ἐφυλακτέω, *to bark at.* *Steph. Diac.* 1093 A.

***ἐπιβάθρα**, ας, ἡ, (ἐπιβαίνω) epibathra, *lad-*

by Micros

der, steps : stepping-stone. *Athen. Mech.* 5. *Philon B.* 91. *Sept.* Macc. 3, 2, 31. *Diod.* 14, 51. 17, 43, et alibi. *Theol. Arith.* 17. *Philon* I, 405, 3. *Jos.* Ant. 11, 8, 2. B. J. 7, 8, 5. *Epict.* 1, 7, 22. *Plut.* I, 199 D, et alibi. *Arr.* Anab. 4, 27, 1. *Sext.* 391, 12. — **2.** *Landing, landing-place.* *Polyb.* 3, 24, 14. 16, 21, 1. 2.

ἐπιβαθραίνω (ἐπιβάθρα) = ἐπιβαίνω. *Clem. A.* I, 649 A.

ἐπιβαπτίζω = βαπτίζω *in addition, further.* *Jos.* B. J. 1, 27, 1. 3, 7, 15. *Basil.* III, 452 A. IV, 633 A.

ἐπιβαρύνω (βαρύνω), *to burden.* *App.* I, 676, 85.

ἐπιβασία, ας, ἡ, = ἐπίβασις. *Dion. H.* II, 939, 2 as v. l. *Poll.* 2, 200. *Dion C.* 68, 13, 6.

ἐπιβατήριος, ον, (ἐπιβαίνω) *fit for scaling.* *Jos.* B. J. 3, 7, 23, *scaling-ladders.* — **2.** *Pertaining to arrival.* *Men. Rhet.* 231. 256, 3, λόγοι. — **3.** An epithet of Apollo. *Paus.* 2, 32, 2. — *Philon* II, 567, 46, Caesar. — **4.** Substantively, (**a**) τὸ ἐπιβατήριον, sc. ἱερόν (ἱερά), *sacrifice on entrance,* a feast in honor of the arrival of (the statue of) a god? *Inscr.* 4352, θεοί. *Greg. Naz.* III, 317 B. *Synes.* 1180 C. 1392 B. — (**b**) τὰ ἐπιβατήρια, *dedication, consecration* of a temple, = ἐγκαίνια. *Socr.* 1, 28, τῆς ἐκκλησίας. *Simoc.* 173, 5, τοῦ κράτους. *Scyl.* 733, 16.

ἐπιβάτης, ου, ὁ, *passenger* on board a vessel. *Pallad.* 1186 C.

ἐπιβλαβής, ές, (βλάπτω) *injurious, hurtful.* *Poll.* 5, 135. *Aret.* 118 A.

ἐπιβλαβῶς, adv. *injuriously.* *Poll.* 5, 135. *Basil.* I, 304 B.

ἐπιβλασφημέω = βλασφημέω strengthened. *Jos.* Ant. 20, 5, 4. *App.* II, 164, 69.

ἐπιβλεπτέον = δεῖ ἐπιβλέπειν. *Orib.* VII, 345 C.

ἐπιβλεφαρίδιος, ον, (ἐπιβλεφαρίς) *of the eyelashes.* *Synes.* 1180 D.

***ἐπίβλημα**, ατος, τὸ, (ἐπιβάλλω) *surtout, wrapper, cloak.* *Inscr.* 155, 33.

ἐπιβληματικός, ή, όν, (ἐπίβλημα) *in patches.* *Ptol.* Tetrab. 107, τρόπος, *patchwork.*

ἐπίβλησις, εως, ἡ, = ἐπιβολή. *Achmet.* 225, p. 198.

ἐπιβλητέον = δεῖ ἐπιβάλλειν. *Artem.* 24. *Aret.* 111. *Antyll.* apud *Orib.* II, 63, 9.

ἐπιβλητικός, ή, όν, (ἐπιβάλλω) *cogitative?* *Iambl.* Adhort. 44. *Synes.* 1300 B.

***ἐπιβλητικῶς**, adv. *cogitatively?* *Epicur.* apud *Diog.* 10, 50.

ἐπιβλίσκω = ἐπιβάλλω. *Pallad. Med.* Febr. 115, 4.

ἐπιβλυσμός, οῦ, ὁ, (ἐπιβλύζω) *a gushing forth.* *Aquil.* Job 30, 12. Prov. 1, 26. Gen. 2, 6 ἐπιβλυγμός.

ἐπιβοή, ῆς, ἡ, = following. *Diog.* 5, 90.

ἐπιβόησις, εως, ἡ, (ἐπιβοάω) *acclamation.* *Dion. H.* V, 270, 5. *Strab.* 10, 3, 15. *Dion Chrys.* II, 173. *Plut.* I, 1037 E. — **2.** *Appeal* to the emperor. *Leo.* Novell. 181.

ἐπιβόλαιον, ου, τὸ, = ἐπίβλημα. *Sept.* Judic. 4, 18. Ezech. 13, 18. *Apollon. S.* 61, 21. *Jos.* Ant. 6, 11, 4.

ἐπιβομβέω (βομβέω), *to sound after.* *Lucian.* I, 234. *Hippol.* Haer. 90, 79.

ἐπιβουλευτικός, ή, όν, (ἐπιβουλεύω) *treacherous.* *Ptol.* Tetrab. 66.

ἐπιβουλευτικῶς, adv. *treacherously.* *Orig.* III, 1196 A.

ἐπιβραδύνω = βραδύνω. *Lucian.* I, 160.

ἐπίβραχος, ον, (βράχος) *rocky.* *Chron.* 720, 20.

ἐπίβρεγμα, ατος, τὸ, (ἐπιβρέχω) *lotion.* *Diosc.* 4, 168 (171), p. 663.

ἐπιβρέχω = ἐφύω, *to rain upon.* *Sept.* Ps. 10, 6, ἐπὶ ἁμαρτωλοὺς παγίδας.

ἐπιβριμάομαι = βριμάομαι *at.* *Schol. Arist.* Ran. 562.

ἐπιβροντάω = βροντάω. *Gemin.* 860 A. *Plut.* I, 304 B. *Poll.* 1, 118.

ἐπιβροχή, ῆς, ἡ, (ἐπιβρέχω) *a wetting, bathing,* for medical purposes. *Galen.* II, 378 F. 379 B.

ἐπιβύθιος, ον, = ἐν βυθῷ ὤν. *Simoc.* 236, 18.

ἐπιβύστρα, ας, ἡ, (ἐπιβύω) *stopper.* *Lucian.* II, 319.

***ἐπιβωμίτης**, ου, ὁ, (ἐπιβώμιος) *attendant on the altar.* *Lysimach.* apud *Jos.* Apion. 1, 34.

ἐπιγαμβρευτής, οῦ, ὁ, (ἐπιγαμβρεύω) = ἀδελφὸς τοῦ ἀνδρός μου. *Aquil.* Deut. 25, 7.

ἐπιγαμβρεύω, εύσω, (γαμβρός) *to intermarry.* *Sept.* Gen. 34, 8 Ἐπιγαμβρεύσασθε ἡμῖν, *give her him to wife.* Reg. 1, 18, 22, τῷ βασιλεῖ, *to be the king's son-in-law.* Par. 2, 18, 1 Ἐπεγαμβρεύσατο ἐν οἴκῳ Ἀχαάβ. Esdr. 2, 9, 14. Macc. 1, 10, 54. — **2.** *To marry,* with reference to a brother's widow. *Sept.* Gen. 38, 8 -σασθαι αὐτήν. *Matt.* 22, 24, τὴν γυναῖκα αὐτοῦ. *Patriarch.* 1073 D, αὐτῇ τὸν Αὐνάν. (See also Deut. 25, 5 seq.)

ἐπιγαμβρία, ας, ἡ, = ἐπιγαμία. *Eus.* II, 964 C. Pseud-*Athan.* IV, 160 B.

ἐπιγάννυμαι (γάννυμαι), *to exult in.* *Did. A.* 812 A, τινί.

ἐπιγάστριος, ον, (γαστήρ) *of the belly.* *Clem. A.* I, 400 C. — **2.** Substantively, τὸ ἐπιγάστριον, *the region of the stomach,* from the navel to the chest. *Diosc.* Eupor. 2, 67, p. 283. *Plut.* II, 559 E. *Poll.* 2, 170. *Galen.* II, 370 C. *Hippol.* Haer. 244, 10.

ἐπιγεμίζω (γεμίζω) = ἐπισάττω, *to put upon* an animal *as a burden, to load* an animal with anything. *Sept.* Nehem. 13, 15, τὶ ἐπὶ τοὺς ὄνους. *Antiatt.* 94, 23.

ἐπιγενεσιουργός, όν, = γενεσιουργός. *Clem. A.* II, 64 A.

by Mic

ἐπιγενητός, ή, όν, (ἐπιγίγνομαι) *coming after. Paul. Aeg.* 262.

ἐπιγεννάω (γεννάω), *to beget in addition, to beget. Theol. Arith.* 64. *Iren.* 641 B.

ἐπιγεννηματικός, ή, όν, (ἐπιγέννημα) *consequent. Cic.* Fin. 3, 9. *Clem. A.* II, 468 C. *Basil.* I, 661 B.

ἐπιγεννητός, ή, όν, *begotten after. Hippol.* 296, 28.

ἐπιγεύομαι = γεύομαι. *Plut.* II, 991 A.

ἐπιγηράσκω (γηράσκω), *to grow old succeedingly. Jul.* 392 B. *Pallad.* Laus. 1098 C.

ἐπιγκέρνης, see πιγκέρνης.

ἐπιγλίχομαι = γλίχομαι *in addition. Clem. A.* I, 460 A.

ἐπιγλύφω (γλύφω), *to carve on. Sept.* Macc. 1, 13, 29.

ἐπιγνωμοσύνη, ης, ἡ, (ἐπιγνώμων) = following. *Sept.* Prov. 16, 23. *Orig.* III, 1080 C. IV, 205 A.

ἐπιγνωρισμός, οῦ, ὁ, (ἐπιγνωρίζω) *recognition.* Pseud-*Athan.* IV, 612 A. *Anast. Sin.* 720 B.

*ἐπίγνωσις, εως, ἡ, (ἐπιγιγνώσκω) *knowledge. Philon B.* 59. *Sept.* Prov. 2, 5. Hos. 4, 1. 6, 6. *Polyb.* 3, 7, 6. 3, 31, 4. *Hipparch.* 1041 B. *Diod.* 17, 114. *Nicom.* 77. *Paul.* Hebr. 10, 26, et alibi. *Diosc.* 1, 7. *Epict.* 2, 20, 21 A, τῆς ἀληθείας.

ἐπιγνωστέον = δεῖ ἐπιγνώσικειν. *Nicom.* 114. *Aristid. Q.* 47.

ἐπιγνωστικός, ή, όν, *capable of knowing. Epict.* 2, 3, 4.

ἐπίγνωστος, ον, (γνωστός) *known. Sept.* Job 18, 19, ἐν λαῷ αὐτοῦ.

ἐπιγογγύζω = γογγύζω. *Const. Apost.* 3, 19. *Genes.* 71, 7.

ἐπιγονατίς, ίδος, ἡ, (γόνυ) *kneepan. Ruf.* apud *Orib.* III, 391, 9. *Soran*, 252, 4.

ἐπιγονή, ῆς, ἡ, (ἐπιγίνομαι) *offspring. Sept.* Par. 2, 31, 16. Amos 7, 1, ἀκρίδων. *Diod.* 4, 15. *Theol. Arith.* 33. *Philon* I, 147, 7. *Plut.* II, 506 F.

Ἐπίγονος, ου, ὁ, *Epigonus*, a heretic of the school of Noëtus. *Hippol.* Haer. 440, 24.

ἐπιγραμματοποιός, οῦ,˙ ὁ, (ἐπίγραμμα, ποιέω) epigrammatarius, *epigrammatist. Diog.* 6, 14. 7, 30.

ἐπιγραφή, ῆς, ἡ, *title* of a book. *Polyb.* 3, 9, 3. —**2.** *A painting over*, of the eyelids; opposed to ὑπογραφή. *Greg. Naz.* II, 292 C.

ἐπιγραφος, ον, (ἐπιγράφω) *entitled*, as a book. *Nemes.* 584 A.

ἐπιγράφω, *to inscribe. Mal.* 212, 6 ἐπιγράφει = ἐπιγέγραπται.

ἐπίγυον, ου, τὸ, *stern-fast, stern-cable. Polyb.* 3, 46, 3. *Hes.* Ἐπιγύων . . . .

ἐπιγώνιος, ον, (γωνία) *at the angle. Nicom.* 98.

ἐπιδάκνω, *to be pungent. Diosc.* 2, 196. *Clem. A.* II, 12 B.

ἐπιδακνώδης, ες, (ἐπιδάκνω, ΕΙΔΩ) *pungent. Orib.* I, 388, 5.

ἐπιδανειστής, οῦ, ὁ, = ὁ ἐπιδανείζων. *Anast. Sin.* 524 A.

ἐπιδαπανάω = δαπανάω *upon, besides. Pallad. Med.* Febr. 117, 27.

ἐπιδέησις, εως, ἡ, = δέησις, *petition* to the emperor. *Leo.* Novell. 180.

ἐπιδεικτιάω (ἐπιδείκνυμι), *to desire to display one's self. Orig.* I, 1036 B. C. *Alex. A.* 569 C. *Cyrill. H.* 564 A.

ἐπιδεικτικός, ή, όν, L. *demonstrativus, fit for displaying, adapted to showing off. Dion. H.* V, 518, 5, λόγος, *demonstrative oration. Dion. H.* V, 488, 6. VI, 789, 15 Τὸ ἐπιδεικτικὸν γένος or σχῆμα or μέρος τῆς ρητορικῆς. *Liban.* Vit. Dem. 6.

ἐπίδειξις, εως, ἡ, = ἀπόδειξις, *proof. Just.* Tryph. 36 Εἰς ἐπίδειξιν ὅτι . . . . καλεῖται.

ἐπιδείπνιος, ον, *after* δεῖπνον. *Lucian.* II, 334.

ἐπιδειπνίς, ίδος, ἡ, epidipnis, = following. *Philon* II, 479, 35. *Athen.* 14, 85.

ἐπίδειπνον, ου, τὸ, (δεῖπνον) *the last course, dessert.* Comicus apud *Clem. A.* I, 385 C. *Athen.* 14, 85.

ἐπιδεκτέον = δεῖ ἐπιδέχεσθαι. *Polyb.* 36, 3, 4.

ἐπιδεκτικός, ή, όν, (ἐπιδέχομαι) *susceptible. Strab.* 3, 4, 13. *Nicom.* 110. *Plut.* II, 962 C. · *Apollon. D.* Pron. 277 A. *Iren.* 1132 B.

ἐπιδεκτός, ή, όν, = ἐπιδεκτικός. *Orig.* I, 512 B.

ἐπίδεμα, ατος, τὸ, = ἐπίδεσμα. *Epiph.* I, 1049 B.

ἐπιδένδριος, ον, (δένδρον) *on a tree. Jul.* 393 B.

ἐπιδένω (δένω) = ἐπιδέω, *to tie on. Const. Apost.* 2, 20. *Porph.* Cer. 328, 21.

ἐπιδερματίς, ίδος, ἡ, = ἐπιδερμίς. *Erotian.* 242.

ἐπίδεσμα, ατος, τὸ, = ἐπίδεσμος, *bandage. Cyrill. H.* 501 B.

ἐπιδεσμεύω (δεσμεύω), *to bind up. Apollod. Arch.* 43. 45, et alibi. *Theod. Her.* 1320 B.

ἐπιδεσμίς, ίδος, ἡ, = ἐπίδεσμος. *Cass.* 161, 6.

ἐπιδεσμοχαρής, ές, (ἐπίδεσμος, χαίρω) *delighting in bandages. Lucian.* III, 656.

ἐπιδεύτερος, ον, (δεύτερον) *of the second class*, as a poet. *Eudoc. M.* 68.

ἐπιδευτερόω = δευτερόω. *Epiph.* II, 309 B.

ἐπιδευτέρωσις, εως, ἡ, = δευτέρωσις. *Symm.* Ps. 76, 11.

ἐπιδημητικά, ῶν, τὰ, (ἐπιδημητικός) *praetia quibus se provinciales ab onere hospitum recipiendorum redimunt. Justinian.* Novell. 134, 1.

ἐπιδήν = ἐπὶ δήν. *Greg. Naz.* IV, 26 A.

ἐπιδηρόν = ἐπὶ δηρόν. *Greg. Naz.* IV, 56 A.

ἐπιδιαθήκη, ης, ἡ, (διαθήκη) L. *codicillus, codicil. Jos.* Ant. 17, 9, 4.

ἐπιδιαίρεσις, εως, ἡ, (ἐπιδιαιρέω) *subdivision*, but not identical with ὑποδιαίρεσις. *Schol. Dion. Thr.* 796, 32. *Damasc.* I, 549 B.

by Micros

ἐπιδιαιρετέον = δεῖ ἐπιδιαιρεῖν. *Antyll.* apud *Orib.* II, 50, 8.

ἐπιδιαιρέω, *to divide and subdivide, to distribute.* *Polyb.* 1, 73, 3.

ἐπιδιαίτησις, εως, ἡ, (ἐπιδιαιτάω) *diet* after taking medicine. *Diosc.* 4, 148 (150), p. 629.

ἐπιδιακινδυνεύω (διακινδυνεύω), *to risk in addition.* *Jos.* Ant. 14, 14, 3.

ἐπιδιαλλάσσω = διαλλάσσω. *Jos.* Ant. 16, 6, 8.

ἐπιδιαμένω (διαμένω), *to remain after, to remain: to continue to exist.* *Nicom.* 68. *Diosc.* 1, 11. 105. *Attic.* apud *Eus.* III, 1329 B. *Artem.* 67. *Hermias* 1169 B. *Hippol.* Haer. 38, 11. *Diog.* 1, 11.

ἐπιδιαμονή, ῆς, ἡ, = διαμονή. *Clem. A.* II, 160 B. *Orig.* I, 1025 A, τῆς ψυχῆς, after death.

ἐπιδιανέμω = διανέμω *in addition.* *Philon* II, 651. *Jos.* B. J. 2, 6, 3. *Cels.* apud *Orig.* I, 1308 B.

ἐπιδιαπέμπω = διαπέμπω *in addition.* *Dion C.* 60, 20, 3.

ἐπιδιαρρέω = διαρρέω. *Erotian.* 146.

ἐπιδιασαφέω = διασαφέω *further.* *Polyb.* 32, 26, 5. *Herodn. Gr.* Schem. 536, 5.

ἐπιδιασκέπτομαι = διασκέπτομαι *further.* *Nemes.* 529 A.

ἐπιδιαστρέφω = διαστρέφω. *Caius* 33 A.

ἐπιδιασύρω = διασύρω. *Schol. Arist.* Pac. 202.

ἐπιδιατάσσομαι (διατάσσομαι), *to superadd* to anything. *Paul.* Gal. 3, 15. *Aster. Urb.* 145 A, τῷ λόγῳ.

ἐπιδιατείνω (διατείνω), *to reach, extend,* intransitive. *Polyb.* 32, 9, 3.

ἐπιδιατριπτέον = δεῖ ἐπιδιατρίβειν. *Orig.* IV, 137 B.

ἐπιδιαφθείρω (διαφθείρω), *to destroy in addition.* *Jos.* B. J. 6, 3, 2.

ἐπιδιδυμίς, ίδος, ἡ, (δίδυμος) = παραστάτης, in anatomy. *Galen.* II, 98 E.

ἐπιδίδωμι, *to hand to* any one. *Joann. Mon.* 308 A Ἐπεδίδοσαν πρὸς ἕνα ἄρτον τοὺς ἀγρυπνοῦντας, = τοῖς ἀγρυπνοῦσι, *one loaf apiece.* *Porph.* Cer. 12, 12, τί τινα = τινι.

ἐπιδιέξειμι (διέξειμι), *to go over* or *through.* *Plut.* II, 854 F.

ἐπιδιηγέομαι (διηγέομαι), *to relate in addition.* *Sept.* Esth. 1, 17 as v. l. *Aristid.* I, 474, 19. *Eus.* III, 1236 C.

ἐπιδιήγησις, εως, ἡ, *additional account.* *Quintil.* 4, 2, 128.

ἐπιδικάσιμος, ον, (ἐπιδικάζω) *contended for.* *Jos.* Ant. 4, 2, 4, p. 198. *Lucian.* I, 13, φίλοις.

ἐπιδιμερής, ές, (διμερής) *one and two thirds as large;* as 5 : 3. *Nicom.* 99.

ἐπιδίμοιρος, ον, (δίμοιρος) = preceding. *Clem. A.* II, 308 C.

ἐπιδιορθόω (διορθόω), *to revise, to correct further, to arrange further.* *Inscr.* 2555, 9. *Paul.* Tit. 1, 5.

ἐπιδιόρθωσις, εως, ἡ, *revision, further correction.* *Herodn. Gr.* Schem. 594, 7. *Basil.* I, 517 C.

ἐπιδιπλασιάζω (διπλασιάζω) = following. *Herodn.* 6, 8, 16.

ἐπιδιπλόω (διπλόω), *to redouble.* *Sept.* Ex. 26, 9.

ἐπιδίπλωσις, εως, ἡ, = δίπλωσις. *Philon* II, 497, 14.

ἐπιδίστασις, εως, ἡ, (ἐπιδιστάζω) *a doubting.* *Galen.* VI, 83 F.

ἐπιδίτριτος, ον, (δι-, τρίτος) *one and two thirds as large;* as 5 : 3. *Nicom.* 101.

ἐπιδίφριος, ου, ὁ, *driver* of a carriage, *a low* or *vulgar person.* *Justinian.* Novell. 90, 1.

ἐπιδιωγμός, οῦ, ὁ, (ἐπιδιώκω) *continued pursuit* of the enemy. *Polyb.* 11, 18, 7.

ἐπιδίωξις, εως, ἡ, = preceding. *Strab.* 10, 4, 21, p. 412, 22.

ἐπίδομα, ατος, τὸ, (ἐπιδίδωμι) *that which is given in addition.* *Aquil.* Lev. 13, 7. *Athen.* 8, 68.

***ἐπίδοξος**, ον, = ἐπίσημος, *distinguished, famous, glorious.* *Pind.* N. 9, 110. *Diod.* 13, 83. *Plut.* II, 209 B. *Herodn. Gr.* Philet. 428 (471), condemned. *App.* II, 46, 62. *Ptol.* Tetrab. 119. *Phryn.* 132, condemned.

ἐπιδοξότης, ητος, ἡ, (ἐπίδοξος) *gloriousness.* *Aquil.* Ps. 103, 1.

ἐπιδόξως, adv. *gloriously.* *Sept.* Esdr. 1, 9, 45. *Artem.* 193. *Eus.* II, 364 A.

ἐπιδορατίς, ίδος, ἡ, (δόρυ) *spear-head.* *Polyb.* 6, 25, 5, et alibi. *Diod.* 17, 20. *Strab.* 3, 3, 6.

ἐπίδοσις, εως, ἡ, = φιλοτιμία, L. *largitio, largess.* *Plut.* I, 988 D, et alibi. *Herodn.* 1, 9, 2.

ἐπιδοτήρ, ῆρος, ὁ, = ὁ ἐπιδιδούς. *Ptol.* Tetrab. 189.

ἐπιδραμητέον = δεῖ ἐπιτρέχειν or ἐπιδραμεῖν. *Clem. A.* I, 932 C.

ἐπιδράσσομαι = δράσσομαι. *Philon* I, 664, 5. *Plut.* II, 179 E.

ἐπιδράω (δράω), *to perform in addition.* *Philostr.* 234.

ἐπιδρέπομαι = δρέπομαι. *Clem. A.* I, 121 B.

ἐπιδρομεύς, έως, ὁ, (ἐπίδρομος) *one that runs against.* *Nil.* 516 D.

ἐπιδρομικός, ή, όν, (ἐπιδρομή) *cursory.* *Sext.* 729, 6.

ἐπίδυσις, εως, ἡ, = τὸ ἐπιδῦναι. Dubious. *Philon* I, 115, 32.

ἐπιδυσχεραίνω = δυσχεραίνω *upon.* *Plut.* II, 864 B.

ἐπιείκεια, ας, ἡ, *clemency,* as a title. *Athan.* II, 700 A, ἡ σή.

ἐπιεικεύομαι, *to be* ἐπιεικής. *Sept.* Esdr. 2, 9, 8 Νῦν ἐπιεικεύσατο ἡμῖν ὁ θεὸς ἡμῶν τοῦ καταλιπεῖν ἡμᾶς εἰς σωτηρίαν.

ἐπίεκτος, ον, (ἕκτος) *one and one sixth as large;* as 7 : 6. Implied in διπλασιεπίεκτος.